ΕΤΟΣ ΚΑ'. ΕΝ ΕΡΜΟΥΠΟΛΕΙ, ΤΗΝ 17 ΜΑΙΟΥ 1886. ΑΡΙΘ. 1029.

ΠΑΤΡΙΣ

ΕΦΗΜΕΡΙΣ ΠΟΛΙΤΙΚΗ ΚΑΙ ΕΜΠΟΡΙΚΗ.

«Εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πάτρης.»

ΕΚΔΙΔΟΤΑΙ ΑΠΑΞ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ.

ΤΙΜΗ ΣΥΝΔΡΟΜΗΣ.

Ἐν Σύρῳ . . . Β. Δ. Δρ. 14.
Ἐν Ἀθήναις καὶ τῇ » »
λοιπῇ Ἑλλάδι . . » » 16.
Ἐν τῷ Ἐξωτερικῷ . . Φρ. 20.

Αἱ συνδρομαὶ προπληρώνονται.

ΤΙΜΗ ΚΑΤΑΧΩΡΙΣΕΩΝ:

Διατριβῶν τὸν στίχον λεπ. 40
Δικαστικῶν » » » 20
Εἰδοποιήσεων κατ' ἀποκοπήν.

Αἱ καταχωρήσεις προπληρώνονται.

Η ΕΝ ΤΟΙΣ ΣΥΝΟΡΟΙΣ ΣΥΓΚΡΟΥΣΙΣ.

Αἱ ἀπὸ τῶν τελευταίων ἡμερῶν τῆς παρελθούσης ἑβδομάδος κατὰ τὰ σύνορα συμπλοκαὶ τῶν ἡμετέρων πρὸς τὰ τουρκικὰ στρατεύματα ἅτινα ἀπροόπτως ἐπετέθησαν κατ' αὐτῶν ἐκ διαφόρων τῆς μεθορίου γραμμῆς σημείων κατετάραξαν τὸ κοινὸν τῆς Ἑλλάδος, ἐνδιαφερόμενον διὰ τὴν τύχην τῶν ἡμετέρων προσβληθέντων καθ' ἣν στιγμὴν ἐθεωρεῖτο ἀποφασισμένος ὁ ἀφοπλισμὸς τοῦ ἡμετέρου στρατοῦ. Αἱ συμπλοκαὶ διήρκεσαν μέχρι τῆς 13 τρ. μηνὸς ἀρξάμεναι ἀπὸ τῆς 8. Τὰ περὶ τούτων καταχωρίζομεν κατωτέρω ἐκ τῶν Ἀθηναϊκῶν συναδέλφων ἀρισθέντες καί τοι καὶ εἰς Ἀθήνας ἐστεροῦντο λεπτομερῶν εἰδήσεων.

Ἀπὸ τῆς μεσημβρίας χθὲς (9 Μαΐου) ἡ πόλις ἀνεστατώθη ἐκ τῶν ἀπὸ τῶν θεσσαλικῶν συνόρων ἀφικομένων εἰδήσεων. Ἡ ἀφήγησις τῶν διαδραματισθέντων ἐν τῇ μεθορίῳ ἔχει οὕτως:

Ἡ σύγκρουσις ἔσχε τοιαύτην τινὰ ἀρχήν. Τὴν προχθὲς Τετάρτην, περὶ ὥραν 1 1)4 μετὰ τὸ μεσονύκτιον ἐνῷ ὁ διοικῶν τὸν σταθμὸν Καραβίδας ὑπαξιωματικὸς ἤλλασε τοὺς φρουροὺς εἷς τῶν σκοπῶν τοῦ ἄντικρυ τουρκικοῦ σταθμοῦ ἐπυροβόλησε. Αὐτὸ δ' ἐμιμήθησαν καὶ ἄλλοι. Εἰς τοὺς τουρκικοὺς πυροβολισμοὺς ἀπήντησαν οἱ Ἕλληνες στρατιῶται, ἀντιπυροβολήσαντες. Ἐξακολουθούντων τῶν ἀμοιβαίων πυροβολισμῶν, εἰδοποιήθη ὁ διοικητὴς τοῦ κατὰ τὸ σημεῖον τοῦτο τῶν συνόρων σταθμεύοντος εὐζωνικοῦ τάγματος ταγματάρχης κ. Δουμπιώτης. Οὗτος διέταξε διὰ σαλπίσματος τὴν κατάπαυσιν τοῦ πυρός. Ἐν τούτοις οἱ ὀθωμανοὶ ἐνίσχησαν δι' ἑνὸς λόχου πεζικοῦ τόν τε σταθμόν, ἀφ' οὗ προῆλθον οἱ πυροβολισμοὶ καὶ ἄλλους παρακειμένους καὶ ἤρξαντο νέου πυρὸς κατά τε τοῦ σταθμοῦ Καραβίδας καὶ τῶν σταθμῶν Γοδομάν, Δύο Δένδρων καὶ Ραψανόστρανας. Ὁ ἐν τῷ σταθμῷ Νεζεροῦ ὀθωμανικὸς στρατός, ἐξ ἄλλου, ἐτέθη εἰς κίνησιν. Ἐξ Ἐλασσῶνος δ' ἀπεστάλησαν ἰσχυραὶ ἐπικουρίαι πεζικοῦ καὶ ἱππικοῦ πρὸς τὴν κοιλάδα τῆς Καρυᾶς. Ὁ ἀρχηγὸς τοῦ ἐν Λαρίσῃ στρατοῦ ἀντιστράτηγος κ. Σαπουντζάκης κατόπιν τῶν ἀγγελμάτων τούτων διέταξεν ἀμέσως νὰ ληφθῶσι τὰ ἀπαιτούμενα μέτρα, ἐνισχύσας πάντας τοὺς ἀπὸ Νεζεροῦ μέχρι Μελούνας σταθμοὺς ἡμῶν.

Ἐνῷ ταῦτα συνέβαινον ἐφ' ἑνὸς σημείου τῆς ἀπὸ Νεζεροῦ μέχρι Σουβλισμένου γραμμῆς, οἱ ὀθωμανοὶ ἐπετέθησαν καθ' ἑτέρου τῶν ἡμετέρων σταθμῶν, τοῦ σταθμοῦ Λιάκου ταμπούρια, σύγκρουσις δ' ἐπηκολούθησεν. Ὑπὸ τοῦ ἀρχηγείου ἀπεστάλησαν καὶ πρὸς τὸ μέρος τοῦτο ἐπικουρίαι.

Ὁ ἀρχηγὸς τοῦ ἐν Θεσσαλίᾳ στρατοῦ ἀγγέλλων πάντα ταῦτα πρὸς τὴν κυβέρνησιν ἐπληροφόρει αὐτὴν ὅτι τὰ στρατεύματα ἡμῶν ἐτήρουν ὅλως ἀμυντικὴν στάσιν, ἀλλὰ συμφώνως πρὸς τὰς διαταγὰς ἃς εἶχον λάβει πάσῃ δυνάμει ἤθελεν ἀποκρούσει ἐχθρικὴν ἐπίθεσιν, ὅπως πάσῃ θυσίᾳ θὰ προσεπάθουν νὰ ἀνακτήσωσι τυχὸν ἀπολεσθησόμενον ἔδαφος.

Ἐπὶ τόπου τῆς συμπλοκῆς τῆς γενομένης ἐν τῷ σταθμῷ Καραβίδας ἔσπευσεν ἀμέσως ὁ ταγματάρχης τοῦ πεζικοῦ κ. Δουμπιώτης, ὅστις καὶ ἐπληγώθη κατὰ τὸν πόδα ἐλαφρῶς. Ἀλλ' ἡ σφαῖρα ἐξήχθη τῆς πληγῆς ἀμέσως καὶ ὁ κ. Δουμπιώτης ἠδυνήθη νὰ ἀναλάβῃ τὴν διοίκησιν τοῦ τάγματος αὐτοῦ.

Ἐκτὸς τῶν σταθμῶν τούτων, ἐπὶ τῆς αὐτῆς πάντοτε γραμμῆς, οἱ τοῦρκοι προσέβαλον καὶ τὸν μικρὸν σταθμὸν Μπαϊρακτάρη, φρουρούμενον ὑπὸ 5 μόνον εὐζώνων, διὰ πολλῷ ἀνωτέρων δυνάμεων. Ἠδυνήθησαν δὲ νὰ κυριεύσωσιν αὐτόν, ἀλλ' οἱ ἡμέτεροι ἐνισχυθέντες κατώρθωσαν νὰ τὸν ἀνακτήσωσιν. Οὐ μόνον δὲ ὁ σταθμὸς οὗτος ἀνεκτήθη, ἀλλὰ καὶ ἄλλαι παρακείμεναι θέσεις ἀνήκουσαι εἰς τοὺς τούρκους κατελήφθησαν.

Τὴν πρωΐαν τῆς χθὲς ὁ ἐν Λαρίσσῃ ἀρχηγὸς εἰδοποίει ὅτι τὸ πῦρ ἐξηκολούθησε μετὰ μικρὰς τινας διακοπὰς καθ' ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα τῆς Πέμπτης, καὶ ὅτι οἱ τοῦρκοι μετ' ἀνωτέρων δυνάμεων ἀποφασιστικῶς προσεπάθουν νὰ καταλάβωσι τὸν σταθμὸν τῆς Ἀναλήψεως, ἀλλ' ἀπεκρούοντο κρατερῶς παρὰ τῶν ἐν αὐτῷ φρουρούντων ἑλλήνων στρατιωτῶν.

Εἰς τὸν σταθμὸν Δύο Δένδρων ἡ σύγκρουσις ἐξηκολούθει ἐπίσης ζωηρά· ἀλλ' οἱ στρατιῶται ἡμῶν ἀντέτασσον κατὰ τῶν ἐρρωμένως ἐπιτιθεμένων τούρκων οὐχ ἧττον ἐρρωμένην ἀντίστασιν.

Τῆς συμπλοκῆς παρὰ τὸν σταθμὸν τοῦ ἁγ. Ἀθανασίου, διότι ἡ σύγκρουσις εἶχε πλέον γενικευθῇ ἐφ' ὅλης τῆς γραμμῆς ἀπὸ Νεζεροῦ μέχρι Σουβλισμένου μετέσχε καὶ μία ἑλληνικὴ πυροβολαρχία, ἥτις κατέστρεψε τὰ ἀπέναντι ἐχθρικὰ ὀχυρώματα. Μετ' ἐπίθεσιν δὲ ζωηρῶς ὑποστηριζομένην ὑπὸ τοῦ πυροβολικοῦ, οἱ τοῦρκοι ἐξεδιώχθησαν τοῦ προειρημένου σταθμοῦ.

Ἐν τῷ μεταξὺ ἠγγέλλετο ὅτι οἱ τοῦρκοι συνεκέντρουν σοβαρὰς στρατιωτικὰς δυνάμεις εἰς Χασὰν-Μελούνα. Ἀνάλογα μέτρα ἔλαβε τότε καὶ τὸ ἀρχηγεῖον Λαρίσης.

Ἐντοσούτῳ τὸ πῦρ δὲν κατέπαυσεν εἰς τοὺς σταθμοὺς τῆς Ἀναλήψεως, Ἁγ. Ἀθανασίου, Δύο Δένδρων Μπαϊρακτάρι καὶ Σουβλισμένου. Τοὺς δύο πρώτους ἐξ αὐτῶν προσέβαλλον οἵτινες κεῖνται ἐγγὺς ἀλλήλων, τέσσαρα τάγματα τουρκικοῦ στρατοῦ. Ἀλλὰ τὸ πῦρ μετ' ὀλίγον ἔπαυσεν ἐκεῖ, τῶν ὀθωμανικῶν παραιτηθέντων τῆς ἰδέας νὰ καταλάβωσιν αὐτούς. Κατὰ τοῦ σταθμοῦ Δύο Δένδρων ὃν κατεῖχον δύο λόχοι τοῦ στρατοῦ ἡμῶν, ἐπετέθησαν οἱ ὀθωμανοὶ διὰ δύο ταγμάτων πεζικοῦ. Ἡ ἐπίθεσις κατὰ τοῦ σταθμοῦ τούτου διήρκεσε μέχρι τῆς μεσημβρίας τῆς χθές, ἀλλ' εἰς οὐδὲν ἀπέληξεν.

Διαρκούσης τῆς συγκρούσεως, συγκέντρωσις τουρκικοῦ στρατοῦ ἐγένετο οὐχὶ μόνον ἐν Μελούνᾳ ἀλλὰ καὶ εἰς Γριτσόβαλι, μελὰ προθέσεων ἐπιθετικῶν.

Οἱ ἡμέτεροι μέχρι τῆς 3, 35 μ. μ. τῆς χθὲς ἠδυνήθησαν νὰ ἀποκρούσωσι πάσας τὰς τουρκικὰς ἐπιθέσεις νὰ ἐκτοπίσωσι δὲ τοὺς ὀθωμανοὺς ἐκ τῶν κατὰ τὰς θέσεις Κόγκα-Λιβάδι, Τσουγκρὶ καὶ Κλαρὶ σταθμῶν των καὶ ἀποκρούσωσιν αὐτοὺς ἐνδοτέρω ὅπου ὠχυρώθησαν.

Οὐχ' ἧττον τὸ πῦρ ἐξηκολούθει εἰσέτι ἐξηκολούθουν δ' ὡσαύτως ἐνισχυόμενοι οἱ σταθμοὶ ἡμῶν. Τέλος ἀφ' οὗ οἱ ἡμέτεροι ἐν ταῖς θέσεσι Μπαϊρακτάρι καὶ Σουβλισμένου κατέλαβον ἕνα σταθμόν, συλλαβόντες καὶ τρεῖς αἰχμαλώτους, κυριεύσαντες δὲ καί τινα πολεμοφόδια, οἱ τοῦρκοι ὕψωσαν ἐκ τῶν ἐν Νεζερῷ ὀχυρωμάτων αὐτῶν σημαίαν ζητοῦντες συνέντευξιν, εἰς ἣν ὁ ἕλλην ἀρχηγὸς ἐπέτρεψεν, ὅπως παραστῇ εἷς τῶν ἀνωτέρων ἀξιωματικῶν. Ὁ τοῦρκος ἀξιωματικὸς ἐξέφρασε τὴν ἀπορίαν αὐτοῦ ἐπὶ τῇ συμπλοκῇ, ἀφ' οὗ τὰ γείτονα κράτη δὲν διατελοῦσιν ἐν ἐμπολέμῳ καταστάσει καὶ τὴν ἐπιθυμίαν, ὅπως δοθῶσι διαβεβαιώσεις, ὅτι οἱ ὀθωμανοὶ ἐπεθύμουν τὴν ὁριστικὴν κατάπαυσιν τῆς συγκρούσεως.

Εἰς τὸ σημεῖον τοῦτο διετέλουν τὰ πράγματα μέχρι τῆς 9 μ. μ. τῆς χθές, ἠλπίζετο δ' ὅτι ἡ χθεσινὴ σύγκρουσις οὐδεμίαν θὰ ἔχῃ συνέπειαν. Τὴν νύκτα ἠγγέλλετο ὅτι εἰς τὰς ἄλλας θέσεις ἠκούοντο πυροβολισμοί.

Ἐν τούτοις ἡ ἐν τῇ πόλει συγκίνησις ἦτο κεκορυφωμένη, τόσῳ μᾶλλον ὅσῳ ἀνηγγέλλετο καὶ ὅτι ἐτραυματίσθησαν ἓξ ἕλληνες στρατιῶται ὡς καὶ ὅτι ἐφονεύθη εἷς. Πολλοὶ μετέβαινον ὑπὸ τὸ ὑπουργεῖον τῶν Στρατιωτικῶν καὶ τὸ τηλεγραφεῖον προσπαθοῦντες νὰ

Ο ΒΙΟΛΙΣΤΗΣ

Μετάφρασις ἐκ τοῦ Γαλλικοῦ.

(Συνέχεια· ἴδε ἀριθ. 1028.)

— Εἶνε ἀνάγκη νὰ ἐρωτήσῃς; Εἰς Παρισίους. Εἶναι καιρὸς τώρα ὅπου καταγίνεται νὰ πωλήσῃ τὴν οἰκίαν της, καὶ νομίζω ὅτι εὑρέθη ἀγοραστής. Ἅμα λάβῃ τὸ ἀντίτιμον θὰ ἀγοράσῃ χρεόγραφα. Μὲ τὰς διαφόρους δὲ μετοχὰς καὶ ὁμολογίας τὰς ὁποίας ἔχει, ἐλπίζῃ νὰ σχηματίσῃ εἰσόδημα ὀκτὼ χιλιάδων φράγκων. Τὸ ποσὸν αὐτὸ εἶνε ἀρκετὸν ὅπως δήποτε διὰ μίαν γυναῖκα.

— Καὶ μὲ ὀλιγώτερα εἰμπορεῖ νὰ ζήσῃ τις κάλλιστα. Καὶ δὲν εἶπεν ἡ κυρία Συρμαὶν διὰ ποίαν αἰτίαν φεύγει ἀπὸ τὴν Τολῶσαν;

— Ὄχι, ἀλλ' ὑποθέτω ὅτι, ὅπως ἐγώ, δὲν εὐχαριστεῖται πλέον.

ΙΑ'.

Πρῶται ἐπισκέψεις.

Μετὰ ἓν ἔτος δηλαδὴ τὸν Αὔγουστον τοῦ 1872 ἔφθανον εἰς Παρισίους ἡ Ἔμμα καὶ ὁ Φρεδερῖκος. Ἡ ἐκ Τολώσης ἀναχώρησίς των οὐδεμίαν ἐπροξένησε λύπην εἰς τὴν νέαν. Ὁ Φρεδερῖκος ὅμως ἦτο ἀνήσυχος. Τὸ ἀποτέλεσμα τοῦ τολμηροῦ αὐτοῦ διαβήματος εὑρίσκετο ἐντὸς σκότους. Πρὸ τῶν ὀφθαλμῶν του ἐκαλύπτετο μυστηριωδῶς τὸ ἄγνωστον ὑπὸ πυκνὸν ἀδιαχώρητον πέπλον.

Ἐνθαρρυνόμενος ὑπὸ τῆς Ἔμμας ἥτις, ἀφ' ἧς ἡμέρας ἀπεφασίσθη ἡ ἐν τῇ πρωτευούσῃ ἀποκατάστασις, παρίστα αὐτῷ λαμπρὰν τοῦ ἐκεῖ μέλλοντος τὴν ἄποψιν εἶχεν ἀνακτήσει μέρος τῆς ζέσεως καὶ τοῦ ἐνθουσιασμοῦ του καί, ὑπὸ νέας ἐμπνεύσεως εἰργάσθη πολὺ κατὰ τὸ ἔτος ἐκεῖνο. Ὥστε, ἐκτὸς τοῦ κωμικοῦ του μελοδράματος καὶ τῆς συμφωνίας τῶν *Ἐποχῶν*, ὁ νεαρὸς συνθέτης ἔφθασεν εἰς τὴν πρωτεύουσαν μὲ δωδεκάδα μελῳδιῶν ἀνεκδότων.

Ἤδη εὑρίσκετο ἐν μέσῳ τοῦ ἀνοικτοῦ εἰς ὅλους τοὺς ἀθλητὰς σταδίου, ἕτοιμος νὰ παλαίσῃ, ζητῶν τὴν νίκην ἢ τὸν θάνατον.

Ἐκ τῶν οἰκονομιῶν τῆς Ἔμμας καὶ τῆς ἐκποιήσεως τῶν ἐπίπλων εἶχεν ἀποτελεσθῇ τὸ ποσὸν ὀκτὼ χιλιάδων φράγκων. Ἡ νέα ἐφαντάζετο ὅτι ὁ θησαυρός των οὗτος ἦτο ἀνεξάντλητος.

Κατ' ἀρχὰς ἐνοικίασαν δύο δωμάτια ξενοδοχείου τινος τοῦ προαστείου Μοντμάρτ. Μετὰ διήμερον δὲ ἀνάπαυσιν κατέγειναν εἰς ἀνεύρεσιν καλοῦ τινος οἰκήματος. Ἀλλ' ἡ ἀσχημία τοῦ ἑνὸς ἐφόβιζε τὴν Ἔμμαν, ἐνῷ τὸ ὑπέρογκον τοῦ ἄλλου ἐνοίκιον κατετρόμαζε τὸν Φρεδερῖκον.

Ἡ Ἔμμα ἐπεθύμει νὰ κατοικήσωσιν ἐπὶ τῆς δεξιᾶς ὄχθης τοῦ Σηκουάνα καί, ὅσῳ δυνατὸν εἰς τὸ κέντρον τῆς πόλεως. Ἐπειδὴ δὲ πολλὰς ὥρας διήρχοντο καθ' ἑκάστην ἐπισκεπτόμενοι τὰ μνημεῖα, θαυμάζοντες τοὺς στολισμοὺς τῆς πόλεως, καὶ τὰς προθήκας τῶν καταστημάτων, αἱ ὁποῖαι ἐκίνουν τὴν Ἔμμαν εἰς ἔκστασιν, μόλις μετὰ τρεῖς ἑβδομάδας εὗρον οἴκημά τι ἐν τῷ δευτέρῳ ὀρόφῳ καλῆς οἰκοδομῆς τῆς ὁδοῦ Μονθολόν, συγκείμενον ἐκ τεσσάρων δωματίων, ἐκ τῶν ὁποίων ἓν μόνον, χάρις εἰς τὸ ἐπὶ τῆς ὁδοῦ παράθυρόν του, ἐπεῖχε τόπον αἰθούσης, ὅπερ ἐνοικίασαν δι' ἓν ἔτος ἀντὶ 850 φράγκων. Τὰ πεντήκοντα φράγκα προσέθετεν ὁ θυρωρὸς ἐκτάκτως ἐπὶ τοῦ ἐνοικίου, διότι εἶχε παρατηρήσει ὅτι ἡ νέα ἦτο ἔγκυος. Τὴν ἐπαύριον ἠγόρασαν ἔπιπλά τινα δαπανήσαντες δύο χιλιάδας φράγκων καὶ οὕτω κατηρτίσθη ἐντελῶς τὸ ἐν ὁδῷ Μονθολὸν οἴκημα τοῦ Φρεδερίκου καὶ τῆς Ἔμμας. Ἡ Μαγδαληνή ἡ γηραιὰ αὐτῶν ὑπηρέτρια δὲν ἔκρινε καλὸν νὰ τοὺς ἀκολουθήσῃ εἰς Παρισίους, καὶ ἔλαβον προσωρινῶς μίαν ἐργάτιδα τὴν ὁποίαν τοῖς ἐπρομήθευσεν ἡ ὀπωροπῶλις τῆς ὁδοῦ.

— Μὴ τρέλλας, ἐπανελάμβανεν ἀπαύστως ὁ Φρεδερῖκος πρὸς τὴν Ἔμμαν, μὴ βιαζώμεθα!..

— Καλά, ἔλεγε καθ' ἑαυτὴν ἐκείνη, θὰ ἱκανοποιηθῶ ἀργότερα ὅταν ἔλθουν τὰ κέρδη.

Ὁ Φρεδερῖκος εἶχεν ἰδεῖ πολλοὺς Τολωσάτας ἐν Παρισίοις, μεταξὺ δ' αὐτῶν καλλιτέχνας τινὰς τοὺς ὁποίους ἐγνώριζε, καὶ δὲν ἀπέκρυψεν εἰς τοὺς τελευ-

μάθωσι γενόμενα, αἱ διαδόσεις δὲ διεσταυροῦντο κατὰ παντοίας διευθύνσεις.

Ὁ πρωθυπουργὸς καὶ ὑπουργὸς τῶν στρατιωτικῶν κ. Τρικούπης ἐφ' ὅλην σχεδὸν τὴν ἡμέραν συνενοεῖτο μετὰ τοῦ ἐν Θεσσαλίᾳ ἀρχηγείου πληροφορούμενος τὰ γενόμενα καὶ ἀποστέλλων διαταγάς. Ἐν τῷ τηλεγραφείῳ παρέμεινε συνεννοούμενος μετὰ τοῦ ἀρχηγοῦ κ. Σαπουντζάκη ἀπὸ τῆς 6 1)2 — 8 1)2 μ. μ.

Ἀφήκαμεν χθὲς τοὺς Τούρκους ὑψοῦντας λευκὴν σημαίαν, παρέχοντας διαβεβαιώσεις περὶ τῶν εἰρηνικῶν αὐτῶν προθέσεων, διαμαρτυρουμένους ὅτι οὗτοι προὐκάλεσαν τὴν συμπλοκήν, καὶ σήμερον τοὺς εὑρίσκομεν ἐπιτιθεμένους!

Ἄς συνεχίσωμεν τὴν διήγησιν ἀπὸ τοῦ σημείου, εἰς ὃ κατελίπομεν αὐτὴν χθές.

Εἰς τὴν προταθεῖσαν ὑπὸ τῶν Τούρκων συνέντευξιν τὸ ἀρχηγεῖον Λαρίσης ἀπέστειλε τὸν ταγματάρχην τοῦ πυροβολικοῦ κ. Δόξαν. Οἱ ὀθωμανοὶ ἀντεπροσωπεύοντο ὡσαύτως ὑπό τινος τῶν ανωτέρων αὐτῶν ἀξιωματικῶν. Ὁ τοῦρκος ἀξιωματικὸς ἐπανέλαβε τὰς διαβεβαιώσεις του περὶ τῶν ὅλως χριστιανικῶν—ἐὰν ἐπιτρέπεται ἡ λέξις περὶ μουσουλμάνων—διαθέσεων τῶν τουρκικῶν στρατευμάτων, ἐν ὀνόματι τοῦ διοικοῦντος τὸν ἐν τῇ κοιλάδι Καρυᾶς τρατὸν Σαφὲτ πασᾶν. Ὁ κ. Δόξας ἀνεκοίνωσε ταῦτα τῷ ἀρχηγείῳ, ὅπερ ἐπέτρεψε νὰ ἀποδοθῶσιν εἰς τοὺς Τούρκους οἱ χθὲς καταληφθέντες σταθμοὶ Κοτρωνίου, Περδικίου καὶ Κόγκο-Λειβάδι. Ἀφοῦ δ' οἱ Τοῦρκοι ἀπέδοσαν εἰς τοὺς ἰδικούς μας τὸν σταθμὸν Μπαϊρακτάρη, ἐπετράπη καὶ εἰς αὐτοὺς νὰ ἐπανέλθωσιν εἰς τὸν σταθμὸν Σουβλισμένου, ἐκκενωθέντα ἀμέσως παρὰ τῶν ἡμετέρων, καί τινα ἄλλην ἐπίκαιρον θέσιν ἐπὶ τοῦ τουρκικοῦ ἐδάφους, ἣν εἶχον καταλάβει διαρκούσης τῆς προχθεσινῆς συμπλοκῆς, οἱ στρατιῶται ἡμῶν.

Ταῦτα ἐγένοντο τὴν πρωΐαν. Ἡ τάξις ἀποκατεστάθει καὶ ἠλπίζετο, ὅτι ἡ συμπλοκὴ τῆς προχθὲς οὐδεμίαν θὰ εἶχε πλέον συνέπειαν. Οὐχ ἧττον καὶ τὸ ὑπουργεῖον καὶ τὸ ἀρχηγεῖον εἶχον ἐνισχύσει τὰς ἀπειλουμένας θέσεις· διαταγαὶ δ' εἶχον δοθῇ εἰς τὰς φρουρὰς τῶν σταθμῶν νὰ τηρῶσι μὲν αὐστηρὰν ἀμυντικὴν στάσιν, ἀλλὰ κατὰ τῆς βίας νὰ ἀντιτάξωσιν ἀποφασιστικὴν καὶ εὐσταθῆ ἀντίστασιν.

Ἡ ἐλπὶς περὶ ὁριστικῆς ἀποκαταστάσεως τῆς ἡσυχίας ὑπῆρξε φρούδη.

Περὶ τὴν 3 μ. μ. ἐνῷ ἐνταῦθα αὔρα εἰρήνης ἔπνεεν, οἱ τοῦρκοι ἐπετίθεντο κατὰ τῶν μεταξὺ Μελούνας καὶ Ραβενίου σταθμῶν ἡμῶν. Ἡ μεταξὺ τῶν δύο τούτων θέσεων γραμμὴ ἔχει περίπου τρίωρον μῆκος. Αἱ φρουραί μας ἀπήντησαν εἰς τὴν ἐπίθεσιν, κατὰ τὰς διαταγὰς ἃς εἶχον, ὅση αὐταῖς δύναμις. Ἡ σύγκρουσις γενικευθεῖσα καθ' ὅλην τὴν γραμμὴν περιωρίσθη, ἐπελθούσης τῆς ἑσπερινῆς ἀμφιλύκης, εἰς Πατσὸν Δρεπάνι καὶ Κριτσόβαλοι, ἔνθα ἐξηκολούθουν οἱ πυροβολισμοί. Ἀλλὰ καὶ ἐν αὐταῖς ἡ νὺξ θὰ ἐπέβαλε τὴν ἀνακωχήν. Κατὰ πληροφορίας τοῦ ἀρχηγείου, οἱ ἡμέτεροι πρὸ τοῦ λήξῃ ἡ συμπλοκὴ κατέλαβον δύο τουρκικοὺς σταθμοὺς ἐν τῇ γραμμῇ ταύτῃ, ἐν οἷς ὁ ἕτερος εἶνε ὁ τοῦ προφήτου Ἡλίου. Ἐπληροφόρει δὲ τὴν κυβέρνησιν τὸ ἀρχηγεῖον ὅτι οὐδεὶς τῶν στρατιωτῶν μας εἶχε φονευθῇ, μολονότι ζωηρὰ ὑπῆρξεν ἡ συμπλοκή.

Σύγκρουσις, ἐλαφρότερον φαίνεται ἔχουσα χαρακτῆρα, ἐγένετο καὶ εἰς διαφόρους ἄλλας θέσεις τῆς ὀροθετικῆς γραμμῆς ἀπὸ Κούτρας μέχρι Μαυρελίου.

Οὕτως ἔχουσι τὰ κατὰ τὰς χθεσινὰς συγκρούσεις. Οἱ ἐπιρρεπεῖς συγκινήσεις συμπολῖται ἡμῶν, ἐξερεθιζόμενοι καὶ ὑπὸ ὀργάνων τοῦ δηληγιαννικοῦ κόμματος χάριν φατριαστικῶν σκοπῶν ἐξογκούντων ἀπιστεύτως τὰ πράγματα, χθὲς ἀπὸ τῆς 3 μ. μ. μέχρι τοῦ μεσονυκτίου καὶ πέραν διετέλουν ἐν σφοδρᾷ ταραχῇ. Ὡς βλέπουσι σήμερον, τὰ πράγματα καίτοι σοβαρὰ βεβαίως ἀφίστανται πολὺ τῶν τραγικῶν διαστάσεων, αἵτινες ἀπεδόθησαν αὐτοῖς.

Ὁ πρωθυπουργὸς καὶ ὑπουργὸς τῶν Στρατιωτικῶν κ. Τρικούπης ἅμα ἠγγέλθη ἡ ἐπανάληψις τῆς συγκρούσεως μετέβη εἰς τὸ τηλεγραφεῖον, ἐπὶ ὥρας συνεννοούμενος μετὰ τοῦ ἀρχηγείου Λαρίσσης. Ἀφ' οὗ ἐλύθη ἡ συνεδρία τῆς βουλῆς, εἰς τὸ τηλεγραφεῖον μετέβησαν καὶ οἱ λοιποὶ ὑπουργοί.

Καὶ οὕτω μὲν ἔχουσι τὰ κατὰ τὰ μεθόρια, ἄλλα δὲ σχετικὰ πρὸς ταῦτα πληροφορούμεθα τὰ ἑξῆς:

Ὁ ἐν Λαρίσῃ πρόξενος τῆς Τουρκίας ἀπέστειλε ταχυδρόμον πρὸς τὸν Ἐγιοὺπ πασᾶν, ὅπως τῷ γνωστοποιήσῃ ὅτι ὁ κύριος Σαπουντσάκης ἔχει διαταγὰς παρὰ τῆς Κυβερνήσεώς του νὰ μὴ ὑποχωρήσῃ ἀλλὰ δὲν δύναται νὰ ἐξηγήσῃ τὸν λόγον τῆς τουρκικῆς ἐπιθέσεως καὶ διαμαρτύρεται ἐπὶ τοῖς ἐνδεχομένοις.

Ὁ ἐνταῦθα γραμματεὺς τῆς ὀθωμανικῆς πρεσβείας εὐθὺς ὡς ἔμαθε τὰ τῆς νέας συμπλοκῆς ἐπεσκέψατο τὸν κ. πρωθυπουργὸν ἐν τῷ ὑπουργείῳ τῶν Στρατιωτικῶν καὶ ζητήσας παρ' αὐτοῦ πληροφορίας περὶ τῶν συμβαινόντων ἔσπευσε νὰ τηλεγραφήσῃ πρὸς τὴν κυβέρνησίν του τὰ δέοντα, διαβεβαιώσας τὸν κ. πρωθυπουργόν, ὅτι ὁ Ἐγιοὺπ πασᾶς ἔχει διαταγὰς νὰ ἀποφύγῃ ἐπιμελῶς πᾶσαν ἀφορμὴν συγκρούσεως.

Ἐπίσης ἐπεσκέψαντο τὴν ἑσπέραν ἐν τῷ ὑπουργείῳ τῶν Στρατιωτικῶν τὸν κ. πρωθυπουργὸν πάντες οἱ ἐνταῦθα ἐπιτετραμμένοι τὰ τῶν πρεσβειῶν. Ἡ κυβέρνησις διεμαρτυρήθη πρὸς τὰς Δυνάμεις κατὰ τοῦ ἀποκλεισμοῦ, χαρακτηρίσασα ὡς ἀδικίαν μέτρον δεσμεῦον τὰς χεῖρας τῆς Ἑλλάδος καὶ ἐγκαταλεῖπον αὐτὴν ἔκθετον εἰς τὰς ἐπιθέσεις τῆς Τουρκίας.

Υ. Γ. Τὴν τελευταίαν ὥραν μανθάνομεν ὅτι ἡμέτερον τάγμα ὑπὸ τὴν διοίκησιν τοῦ συνταγματάρχου κ. Χατζηιωάννου προὐχώρει πρὸς τὸ Δαμέσι. Ἔν τινι δὲ συμπλοκῇ ἐπληγώθησαν τρεῖς στρατιῶται, ἐξ ὧν ὁ εἷς βαρύτερον. Τὴν ὀγδόην ὥραν εἶχε παύσει πανταχοῦ τὸ πῦρ, πιθανὸν δὲ νὰ μὴ ἐπαναληφθῇ σήμερον, διότι ὑποτίθεται ὅτι θὰ ἀφίκοντο εἰς τοὺς ἀρχηγοὺς τοῦ τουρκικοῦ στρατοῦ κατὰ τὴν νύκτα αἱ δέουσαι ὁδηγίαι. (Ἐφημερίς).

Η ΕΝ ΑΣΠΡΟΚΛΗΣΙΑ ΣΥΜΠΛΟΚΗ.

Τὴν παρελθοῦσαν Δευτέραν ἐνῷ ἐλάμβανε χώραν ἡ μεταξὺ τοῦ ἀντιστρατήγου Σαπουντζάκη καὶ τοῦ Ἐγιοὺπ πασσᾶ συνέντευξις, ὁ ἀνθυπολοχαγὸς τοῦ 4 εὐζωνικοῦ τάγματος Κ. Δημητρακόπουλος διηυθύνετο ἀκολουθούμενος ὑπὸ 4 εὐζώνων μετὰ λευκῆς σημαίας πρὸς τοὺς ἀπέναντι τῆς Ἀσπροκκλησιᾶς στρατοπεδεύοντας Τούρκους ὅπως εἰδοποιήσῃ αὐτοὺς περὶ τῆς μεταξὺ τῶν στρατηγῶν συνεντεύξεως καὶ δοθῇ ἓν τέρμα εἰς τὴν ἀρξαμένην συμπλοκήν. Ἀλλ' οὗτοι ἀπίστως φερόμενοι ἐπυροβόλησαν κατὰ τῆς συνοδείας καὶ ἐπλήγωσαν τὸν ἀνθυπολοχαγὸν εἰς τὴν χεῖρα. Τότε ἅπαν τὸν 4ον εὐζωνικὸν τάγμα τὸ διοικούμενον ὑπὸ τοῦ γεννίου ἀντισυνταγματάρχου Γ. Μήτσα ὥρμησε κατὰ τοῦ προσβαλόντος ἐχθροῦ καίτοι πολὺ ὑπερτέρου κατὰ τὸν ἀριθμόν, καὶ ἀφοῦ ἐφόνευσε ἀρκετοὺς καὶ ἐκυρίευσε τρεῖς σταθμοὺς ἠχμαλώτισε καὶ 11, κατέλαβε δὲ καὶ τὴν σημαίαν τοῦ τουρκικοῦ Συντάγματος. Γενομένη γνωστὴ ἡ συμπλοκὴ αὕτη εἰς τὰς κεντρικωτέρας στρατιωτικὰς ἀρχὰς ἀμφοτέρων τῶν μερῶν κατέπαυσεν, ἀποδοσάνταν τῶν ἡμετέρων τὴν κυριευθεῖσαν θέσιν καὶ τοὺς αἰχμαλώτους, ἀλλ' οὐχὶ καὶ τὴν ἐχθρικὴν σημαίαν.

ΔΙΑΦΟΡΑ.

Δὲν γνωρίζωμεν ὁποίαν καταχθόνιον χαρὰν εὑρίσκουσιν οἱ πειρώμενοι νὰ παραστήσωσιν ὡς πανωλεθρίαν παθόντας τοὺς ἡμετέρους ἐν τοῖς συνόροις ἐν ᾧ τοὐναντίον αἱ θετικώτεραι τῶν ἐκεῖθεν εἰδήσεων ἐξαίρουσι τὴν ἀνδρείαν καὶ τὴν γενναίαν αὐτῶν ἀντίστασιν καὶ τὴν ἐν τοῖς πλείστοις μέρεσιν ἐπιτυχίαν αὐτῶν. Αἱ διαδόσεις περὶ πολλῶν φονευθέντων καὶ πληγωθέντων δὲν στηρίζονται ἐπί τινος θετικῆς εἰδήσεως, τοὐναντίον δὲ ὡς ἐκ τῆς ἐν τῇ βουλῇ ἀγορεύσεως τοῦ πρωθυπουργοῦ κ. Τρικούπη ἐξάγεται ὁ ἀριθμὸς τῶν φονευθέντων καὶ πληγωθέντων δὲν ὑπερβαίνει τοὺς **150.**

— Ἐξ ἐπισήμου ἀναφορᾶς τοῦ ἐν Λαρίσσῃ ἀρχηγείου δημοσιευθείσης δι' ἐκτάκτου παραρτήματος ἀποσπῶμεν τὰ ἑξῆς.

Φονευθέντες Ἀξιωματικοὶ

Ὑπολοχαγὸς 8ου Συντάγματος Πεζικοῦ Καχλαμάνος Ὄθων, Ἀνθυπολοχ. 9ου Εὐζωνικοῦ Τάγματος Δημητρακόπουλος Γεώργιος, Ἀνθυπολοχ. 3ου Συντάγματος Πεζικοῦ Δημητρέσης Δημήτριος.

Πληγοθέντες Ἀξιωματικοὶ

Ταγματάρχης Δουμπιώτης Κ., Ἀνθυπολοχ. 3ου Πεζ. Συντάγματος Γαληγάλης Ἀλεξ. ἀπεβίωσεν, Ἀνθυπολοχ. 3 Πεζ. Συνντάγματος Γκαβέρος Ἐπ. ἀπεβίωσεν, Ἀνθυπολοχ. 9ου Εὐζωνικοῦ τάγματος Λακιώτης Κ., ἐπίκουρος δόκιμος ἰατρὸς Βασιλείου

— Ἐδημοσιεύθη καὶ ἤρξατο ἡ ἐκτέλεσις τῶν Β. διαταγμάτων δι' ὧν ἐκ μὲν τοῦ στρατοῦ τῆς ξηρᾶς ἀποστατεύονται ἤδη μὲν δύο ἡλικίαι ἐφέδρων, μετὰ ὀκτὼ δὲ ἡμέρας ἕτεραι τρεῖς, ἀπαλλασσομένων συνάμα τῆς στρατεύσεως τῶν ἐν καιρῷ εἰρήνης δι' οἱονδήποτε λόγον ἀπαλλασσομένων καὶ τῶν ἐθελουσίως καταταχθέντων ἐὰν ἐπιζητήσωσι τοῦτο. Ἐκ δὲ τοῦ ναυτικοῦ ἀπαλλάσσονται πάντες οἱ ἔφεδροι τῶν ἓξ ἡλικιῶν πλὴν τῶν ἀνυποτάκτων.

— Ἀπολυθέντος τοῦ τέως Νομάρχου Κυκλάδων κ. Γ. Λυμπεράκη διωρίσθη Νομάρχης Κυκλάδων ὁ κ. Θεοχάρης Θεοχάρους καὶ ἄλλοτε διατελέσας ἐνταῦθα Νομάρχης.

— Ἐν τῇ πιθανῇ μεταθέσει τινων ἐκ τῶν δημοσίων ἐν Σύρῳ ὑπαλλήλων ὀφείλομεν νὰ μνησθῶμεν τοῦ ἀξιολόγου οἰκονομικοῦ ἐφόρου κ. Πολυχρονη Π. Γρηγοράκη τοῦ ἐπὶ ἔτος σχεδὸν ἐνταῦθα ὑπηρετοῦντος καὶ διὰ τοῦ περὶ τὴν ὑπηρεσίαν ζήλου αὐτοῦ καὶ τῆς εὐγενοῦς πρὸς πάντας συμπεριφορᾶς του διακριθέντος. Δημόσιοι ὑπάλληλοι οἷος ὁ κ. Γρηγοράκης κτησάμενοι διὰ τῆς ἐντίμου αὐτῶν ὑπηρεσίας τῆς ὑπολήψεως καὶ ἀγάπης τῶν πολιτῶν δέον νὰ τυγχάνωσι τῆς δεούσης ἐκτιμήσεως παρ' οἱασδήποτε κυβερνήσεως καὶ νὰ μὴ μετατίθενται ἐπὶ βλάβῃ τῆς ὑπηρεσίας.

ταίους τούτους μὲ ποίας ἐλπίδας ἀπεφάσισε ν' ἀποκατασταθῇ ἐν Παρισίοις.

Οι πατριῶται τοῦ Φρεδερίκου ἐγνώριζον τὴν ἀξίαν του· καὶ ὑπεδείκνυον μὲν αὐτῷ τὰ ἐμπόδια ἐφ' ὧν ἔμελλε νὰ προσκρούσῃ, ἀλλὰ τὸν ἐνεθάρρυνον.

Ἐν τούτοις ὁ μουσικὸς ἐδίσταζε ν' ἀποτολμήσῃ τὸ πρῶτον βῆμα. Ἔβλεπεν ἑαυτὸν μεμονωμένον καὶ ᾐσθάνετο ὅτι εἶχεν ἀνάγκην ἰσχυρᾶς προστασίας. Ἦτο δειλὸς καὶ πρὶν ἢ παλαίσῃ κατελαμβάνετο ὑπὸ φόβου.

Μίαν ἡμέραν τῷ εἶπεν ἡ Ἔμμα:

— Μοὶ φαίνεται ὅτι δὲν φροντίζεις διὰ τὸ κωμικόν σου μελόδραμα. Δὲν θὰ ἐνεργήσῃς ὥστε νὰ *παιχθῇ* γρήγορα; Ἐγὼ δὲν βλέπω τὴν ὥραν νὰ αἰσθανθῶ τὴν χαρὰν τῆς ἐπιτυχίας σου.

Ὁ Φρεδερῖκος ἐμειδίασε.

— Τὸ νομίζεις εὔκολον αὐτὸ τὸ πρᾶγμα, τῆς εἶπε. Ἐγὼ ὅμως ἠξεύρω, καὶ δὲν ἀπατῶμαι, ὅτι πολλάκις πρέπει νὰ περιμένῃ τις πολλὰ ἔτη. Φρονεῖς ὅτι εἰς πόλιν, ὡς οἱ Παρίσιοι, περιμένουν τὸ ἰδικόν μου μελόδραμα;

— Ἐν τούτοις παριστάνουν πολὺ μετριώτερα.

— Δυνατὸν τοῦτο, ἀλλ' ὅμως δὲν σημαίνει ὅτι εἰσέρχονται ταχύτερον ὅσοι περιμένουσι πρὸ τῆς θύρας.

— Ἐὰν δὲν κτυπήσῃς τὴν θύραν αὐτήν, Φρεδερῖκε, δὲν θ' ἀνοίξῃ ποτὲ διὰ σέ.

— Ἔχεις δίκαιον, Ἔμμα. Θὰ προσπαθήσω δραστηρίως ἀπὸ αὔριον. Εἶσαι εὐχαριστημένη;

— Ναί, ἔλα νὰ μὲ ἀσπασθῇς.

Εἶπον εἰς τὸν Φρεδερῖκον:

Καλὸν ἦτο νὰ γράψουν αἱ ἐφημερίδες περὶ σοῦ καὶ νὰ σὲ ὑποστηρίξωσιν· οἱ δημοσιογράφοι εἶνε ἰσχυροί, ὅταν ζητήσωσιν ἓν πρᾶγμα, σπανίως ἀποτυγχάνουσι.

Ὅθεν ἐσκέφθη ὅτι ὤφειλε νὰ καταφύγῃ εἰς τρεῖς ἢ τέσσαρας ἐφημεριδογράφους, εἰς τῶν σπουδαιοτέρων, καὶ εἰς πεπειραμένον τινα μουσικὸν δυνάμενον νὰ κρίνῃ τὸ ἔργον του.

Ἀλλὰ καὶ μετὰ τὸ διάβημα τοῦτο ὁ Φρεδερῖκος εἶδεν ὅτι δὲν εὕρισκε τὸν προστάτην τὸν ὁποῖον ἐζήτει.

— Ἐστὲ βέβαιος περὶ τῶν καλῶν διαθέσεών μας, τῷ εἶπον. Κάμετε ὥστε νὰ παρασταθῇ τὸ μελόδραμα, θὰ ἔλθωμεν νὰ τὸ ἀκούσωμεν καὶ θὰ δημοσιεύσωμεν πᾶν ὅ,τι καλὸν ὑπὲρ αὐτοῦ. Ἐὰν δώσετε συναυλίαν θὰ τὴν ἀναγγείλωμεν. Δὲν ὑπάρχει ἀμφιβολία ὅτι θὰ ἀπαντήσετε δυσκολίας, ζηλοτυπίαν, φθόνον, διὰ νὰ μὴ εἴπωμεν ἐχθρούς, διότι ἔχετε τῷόντι ἀξίαν. Ἀλλὰ δι' αὐτὸ δὲν πρέπει ν' ἀποθαρρύνεσθε. Ἡ ἀληθὴς ἀξία δὲν εἰμπορεῖ παρὰ νὰ ἐκτιμηθῇ, νὰ διαλάμψῃ.

Οἱ λόγοι οὗτοι ἀνεπτέρωσαν τὰς ἐλπίδας τοῦ Φρεδερίκου, καὶ μετὰ πλειοτέρου θάρρους παρουσιάσθη πρὸς τὸν κριτικόν.

— Τὸ ὄνομά σας δὲν μοι εἶνε ἄγνωστον, τῷ εἶπεν οὗτος. Πρὸ ὀλίγου καιροῦ, αἱ ἐφημερίδες τῆς Τολώσης ἔγραψαν περὶ ὑμῶν καὶ περὶ τῆς ἀξίας σας διὰ φράσεων κολακευτικῶν λίαν.

Ὁ Φρεδερῖκος ᾐσθάνθη τὴν καρδίαν του πάλλουσαν ἐκ χαρᾶς.

— Αἱ αὐταὶ ἐφημερίδες μ' ἐπληροφόρησαν ὅτι εἶσθε συνθέτης ὑποσχόμενος πολλά, καθηγητὴς διακεκριμένος καὶ βιολιστὴς ἄριστος. Πόσον ἐτῶν εἶσθε;

— Δὲν εἶμαι ἀκόμη εἴκοσι ὀκτὼ ἐτῶν.

— Κατάλληλος ἡλικία διὰ τοὺς καλλιτεχνικοὺς ἀγῶνας. Τὸ στάδιον εἶνε εὐρὺ καὶ πολλαὶ αἱ ἐλπίδες.

— Ὥστε, ἤλθετε ν' ἀποκατασταθῆτε εἰς Παρισίους;

— Μάλιστα, κύριε.

— Εἶσθε ἐλεύθερος;

— Εἶμαι ἔγγαμος, καὶ μετ' ὀλίγον θὰ εἶμαι πατήρ.

— Δυσάρεστον...

Ὁ Φρεδερῖκος προσέβλεψεν αὐτὸν ἔκπληκτος.

— Ὦ! δὲν εἶμαι ἐχθρὸς τοῦ γάμου, ὑπέλαβε, πολὺ ὀλιγώτερον τῆς οἰκογενείας. Ἀλλ' ὡς βλέπετε, θέλετε νὰ εἰσέλθετε εἰς στάδιον ὅπου εἶνε καλὸν νὰ ἦναι τις μόνος, τοὐλάχιστον μέχρι τῆς ἡμέρας τῆς ἐπιτυχίας. Σύζυγος καὶ τέκνα γεννῶσι φροντίδας, δηλαδὴ ἐμπόδια. Ἐν τούτοις ὅταν ὑπάρχουν χρήματα... Εἶσθε πλούσιος;

— Δὲν ἔχω παρὰ τὰς μουσικάς μου γνώσεις.

— Πρᾶγμα ἀνεπαρκές, ὡς ἐπὶ τὸ πλεῖστον. Ἤδη εὐαρεστηθῆτε νὰ μοὶ εἴπητε, εἰς ποίαν ἀφορμὴν ὀφείλω τὴν τιμὴν τῆς ἐπισκέψεώς σας.

Ὁ νέος δειλιῶν ἐδίστασε νὰ ὁμιλήσῃ. Ὁ μουσικὸς τὸ ἠννόησε.

(ἀκολουθεῖ).

Πεπείσμεθα, συνεπῶς ὅτι ὁ ἁρμόδιος ὑπουργὸς εἰσακούων τῶν εὐχῶν τῶν συμπολιτῶν μας δὲν θέλει μεταθέσει ἀξιοπρεπῆ καὶ εὐγενῆ ὑπάλληλον οὗτινος ὡς ἐγέτετο γνωστὸν ἐνταῦθα ἕτερος ἐποφθαλμιᾷ τὴν θέσιν καὶ μάχεται πρὸς ἀπόκτησίν της.

— Τὰ ἔργα τῆς βουλῆς παρίστανται ὑπέρ ποτε νῦν σπουδαῖα, καθόσον τὰ ὑπὸ τοῦ ὑπουργείου Τρικούπη ὑποβληθέντα νομοθετήματα, ἰδίως δὲ τὰ ἀφορῶντα τὸν περιορισμὸν τοῦ ἀριθμοῦ τῶν βουλευτῶν εἰς μόνον 150, τὴν ἐπέκτασιν τῆς ἐκλογικῆς περιφερείας κατὰ νομοὺς καὶ τὸ ἑνιαῖον τῆς ψήφου τῶν ἐκλογέων παρίστανται ἐκ τῶν νομοθετημάτων ἐκείνων δι' ὧν δύναται νὰ ἐπέλθῃ σπουδαία βελτίωσις ἐπὶ τῆς ἐσωτερικῆς ἡμῶν πολιτικῆς καταστάσεως ἀπαλλασσομένου τοῦ κράτους τῆς φρικώδους βουλευτοκρατίας καὶ τῶν βουλευτῶν τῆς τυραννίας τῶν κατὰ τόπους κομματαρχίσκων.

— Ἐν τῷ κακουργιοδικείῳ Σύρου περίεργος ἐξεδικάσθη τὴν προχθὲς πέμπτην δίκη. Τὴν ἕδραν τοῦ κατηγορουμένου κατεῖχε γυνὴ καλουμένη Ἑλένη Γιατράκου, ἐκ Τήνου καταγομένη, καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον μέρος τοῦ βίου της διελθοῦσα· εἶναι ἑξηκοντούτις τὴν ἡλικίαν, κατηγορεῖται δὲ ὅτι πρὸ ἐτῶν τεσσάρων καὶ κατὰ διαφόρους ἔκτοτε ἐποχὰς ἐξηπάτησε τὴν ἐν Κωνσταντινουπόλει κ. Καρολίναν Τέσταν παραστήσασα αὐτῇ ὅτι ἐγίνωσκεν ἐν Ψωμαθίοις τῆς Κων)πόλεως κεχρυμένον θησαυρὸν εἰς τὴν ἀνακάλυψιν τοῦ ὁποίου ἀπῃτοῦντό τινες δαπάναι ἃς ἔλαβε παρὰ τῆς ῥηθείσης Καρολίνας Τέστα ὅπως καταστήσῃ ταύτην μέτοχον τοῦ θησαυροῦ. Ἐν τῇ ἀνακαλύψει ὅμως τοῦ θησαυροῦ ἀπῃτεῖτο ἡ σύμπραξις τῶν πνευμάτων, ἐφ' ᾧ ἡ κατηγορουμένη καταχρωμένη τῆς εὐπιστίας τῆς κ. Τέστα, ἐν τῇ οἰκίᾳ αὐτῆς, ἐν ἰδιαιτέρῳ δωματίῳ, ἐγεινεν ἐξέδρα ἐφ' ἧς συνδόναι καθαραὶ καὶ κηρία ἀναπτόμενα καὶ καπνίσματα καὶ ἐπικλήσεις τῶν πνευμάτων καὶ ἄλλα τούτοις ὅμοια διεπράττοντο. Πρὸς τέλεσιν τῶν ἐξορκισμῶν ἀπῃτεῖτο σάλιον βαρύτιμον καὶ τοῦτο ἔλαβε παρὰ τῆς κ. Τέστα ἡ κατηγορουμένη, ὡς καὶ διάφορα αὐτῆς τιμαλφῆ, ἐλλείψει πλέον χρημάτων, οἷον βραχιόλια, δακτυλίδια καὶ ἓν ὡρολόγιον, ἅτινα ἡ πονηρὰ τῶν πνευμάτων λειτουργὸς ἐνεχείριζε λαμβάνουσα χρήματα. Παρίστα τῇ κ. Τέστα ὅτι ὁ υἱός της τρέχει κίνδυνον νὰ δολοφονηθῇ καὶ διὰ μόνης τῆς προστασίας τῶν μαγικῶν της δυνάμεων δύναται νὰ σωθῇ οὗτος καὶ ἄλλα παρόμοια, ἐξ ὧν οὐκ ὀλίγα εἰσέπραξεν ὑπερβαίνοντα τὰς 200 λίρας. Τοιαύτη ἦτο ἡ κατηγορία, αἱ δὲ μαρτυρικαὶ καταθέσεις, ἐνόρκως ἐν Κωνσταντινουπόλει ληφθεῖσαι, ἐβεβαίουν ταύτην. Τὸ ὁρκωτικὸν δικαστήριον ἐν τῇ ἐκτιμήσει τῶν μεγάλων ποινῶν τῶν ἐπαγομένων εἰς τοὺς κηρυττομένους ἐνόχους ἀπάτης μετὰ δεισιδαιμόνων ἢ δολίων καταγοητεύσεων καὶ μάλιστα θησαυρωρυχίας, λίαν ἐπιεικῶς ἐκήρυξε τὴν κατηγορουμένην ἔνοχον ἀπάτης, ἧς τὸ ποσὸν δὲν ὑπερέβη τὰς 400 δραχμάς, τὸ δὲ δικαστήριον τῶν συνέδρων ἐπέβαλε τῇ κατηγορουμένῃ Ἑλένῃ Γιατράκου τὴν ποινὴν τριετοῦς φυλακίσεως.

— Τὸ παρελθὸν σάββατον δεινὴ συμφορὰ ἔπληξε τὸν οἶκον τοῦ συμπολίτου ἡμῶν κ. Δημητρίου Γιαννουκάκη, ὁ αἰφνίδιος θάνατος τῆς προσφιλοῦς αὐτῷ ἀδελφῆς Σταματίνας Ἀ. Σακκελαρίου, ἥτις ὡς ἄλλη μήτηρ παρίστατο ἀνατρέφουσα τὰ ὀρφανὰ μητρὸς τέκνα τοῦ ἀδελφοῦ της μετὰ τὸν ἐκ τῆς στερήσεως τοῦ συζύγου της ἰδίων ὀρφανῶν τέκνων. Ἦτο μήτηρ δύο οἰκογενειῶν καὶ ἀγαθὴ καὶ ἐνάρετος ἀνατροφεὺς τῶν ὀρφανῶν ἅτινα ἐν τῇ φιλοστοργίᾳ τῆς ἐναρέτου Σταματίνας ἐλησμόνουν τὰ ἐκ τῆς ἀπορφανώσεως αὐτῶν δεινά. Τὸ τραῦμα ἀληθῶς ὑπῆρξε βαρὺ καὶ τὸ πένθος τοῦ ἀγαπητοῦ ἡμῶν φίλου καὶ συμπολίτου κ. Δημ. Γιαννουκάκη μέγα. Δὲν εὑρίσκομεν ἀληθῶς λόγους παρηγορίας διὰ τοιαύτην ἀπώλειαν καὶ τὴν ἐξ Ὕψους ἀντίληψιν καὶ παραμυθίαν ἐπικαλούμεθα ἐπὶ τῶν βαρυπενθούντων οἰκείων. Ἡ κηδεία τῆς μακαρίτιδος ἐγένετο μεγαλοπρεπεστάτη πολὺ δὲ πλῆθος τῶν συμπολιτῶν μας παρηκολούθησεν αὐτὴν μέχρι τοῦ τάφου.

— Ἐν τῇ προχθεσινῇ τῆς Βουλῆς συνεδριάσει ὁ κ. Πρωθυπουργὸς ὑπέβαλε νομοσχέδιον περὶ ἀνυποτάκτων. Ὁ κ. Πρωθυπουργὸς ἐδήλωσε, ὅτι μετὰ τὴν ὑποβολὴν ἐπειγόντων τινῶν νομοσχεδίων ὧν ἡ ἐπιψήφισις εἶναι ἀναγκαία θέλει ζητήσει, ὅπως διακοπῶσιν αἱ ἐργασίαι τῆς Βουλῆς, ἵνα δυνηθῇ ἡ Κυβέρνησις νὰ παρουσιάσῃ τὴν ἀπαιτουμένην πρὸς διαρρύθμισιν τῶν πραγμάτων τοῦ τόπου νομοθετικὴν ἐργασίαν.

Ἐν τῇ ἑπομένῃ τῆς Βουλῆς συνεδρίᾳ, ἀφοῦ ἐπεκυρώθησαν αἱ ἐκλογαὶ Βάλτου καὶ Νάξου καὶ ἀνεγνωρίσθησαν νόμιμοι βουλευταὶ οἱ κκ. Βλάσιος Βαλτινὸς καὶ Ὄθων Μαῦρος, ἤρξατο ἡ πρώτη συζήτησις τοῦ νομοσχεδίου περὶ ἀνυποτάκτων, καθ' ἣν ἐπὶ ἐρωτήσεως τοῦ βουλευτοῦ κ. ΡΑΛΛΗ ὁ κ. Πρωθυπουργὸς εἶπεν, ὅτι κατὰ τὰς πληροφορίας τοῦ ὑπουργείου τῶν Στρατιωτικῶν οἱ ἀνυπότακτοι ἔφεδροι ἀνέρχονται περίπου 23,000, ὅτι δὲ ἐκ τῶν δύο τελευταίων ἡλικιῶν κατετάχθησαν 7 ἕως 8 χιλιάδες. Ὡς πρὸς δὲ τὰς ἐπιβλητέας εἰς τοὺς τῶν δύο τούτων ἡλικιῶν ἀνυποτάκτους ποινὰς ὁ κ. Πρωθυπουργὸς παρετήρησε τὰ ἑξῆς:

«Οἱ τῶν ἀπογραφῶν τοῦ 1857 καὶ 1858 προσελθόντες ἔφεδροι ὑπηρέτησαν 1 1)2 μῆνα. ἑπομένως, ἐὰν προσθέσωμεν εἰς τὸν χρόνον τοῦτον τὴν δίμηνον πρόσθετον ὑπηρεσίαν τὴν ἐπιβαλλομένην κατὰ τὸ νομοσχέδιον, θὰ ἔχωμεν ὑπηρεσίαν 3 μηνῶν καὶ ἡμίσεως ἐπιβαλλομένην εἰς τοὺς ἐκ τῆς κατηγορίας ταύτης κατατασσομένους. Οἱ τῶν ἡλικιῶν τῶν ἐτῶν 1857 καὶ 1858 ὑποβάλλονται εἰς ὑπηρεσίαν κατωτέραν τῆς ἐπιβαλλομένης εἰς τοὺς τῶν ἄλλων κατηγοριῶν, καὶ δὲν νομίζω ὅτι δύνανται οὗτοι νὰ παραπονεθῶσι δικαίως, διότι τὸ ἐν τῇ ὑπηρεσίᾳ ταύτῃ πρόσθετον στοιχεῖον συμβαίνει νὰ ἦναι κατὰ ἕνα μῆνα ἀνώτερον τοῦ προσθέτου στοιχείου τοῦ ἐν τῇ ὑπηρεσίᾳ τῶν ἄλλων, φρονῶ δὲ ὅτι ἡ Βουλὴ θὰ πράξῃ ἄριστα, παραδεχομένη τὸ νομοσχέδιον τοῦτο, καὶ οἱ τῶν ἡλικιῶν τοῦ 1857 καὶ 1858 καὶ οἱ τῶν 5 προηγουμένων ἡλικιῶν, ἤθελον ὑποστῇ ποινὴν τοὐλάχιστον ἑνὸς ἔτους, κατ' ἀνώτατον δὲ ὅρον 2 ἐτῶν, ποινὴν φυλακίσεως, ἥτις ἐπιπροστίθεται εἰς τὰς προφυλακίσεις καὶ εἰς τὰ ἄλλα δεινὰ τῆς ποινικῆς καταδιώξεως».

Μετὰ τοῦτο ἐψηφίσθη τὸ νομοσχέδιον εἰς ἀνάγνωσιν, μὴ ὑπάρχοντος δὲ ἄλλου ἀντικειμένου πρὸς συζήτησιν, ἐλύθη ἡ συνεδρία.

— Μετὰ τὴν διακοπὴν τῶν ἐργασιῶν τῆς Βουλῆς ὁ Βασιλεὺς θέλει μεταβῇ εἰς Κέρκυραν, ἔνθα θὰ παραμείνῃ ἐπὶ μικρόν, μεθ' ὃ ἀπελεύσεται εἰς Εὐρώπην.

— Ἐν τῇ «Ἐφημερίδι τῆς Κυβερνήσεως» ἤρξαντο δημοσιευόμεναι αἱ προσκλήσεις τοῦ ὑπουργείου τῶν Στρατιωτικῶν πρὸς τοὺς ἐγγεγραμμένους ἐν τοῖς στρατολογικοῖς ἐλέγχοις τῶν δήμων ὑποχρέους τῆς ἀπογραφῆς τοῦ ἐνεστῶτος ἔτους ὅπως προσέλθωσιν εἰς τὰς τάξεις την 1 ἰουλίου ε. ε.

— Οἱ ἀπολυόμενοι ἔφεδροι, κατὰ τὴν ὑπὸ τοῦ ὑπουργείου τῶν Στρατιωτικῶν ἐκδοθεῖσαν ἐγκύκλιον θέλουσι παρουσιάζεσθαι εἰς τὰς μοιραρχίας ἢ ὑπομοιραρχίας, ὅπως λαμβάνωσι τὰ ἀπολυτήριά των, ἀφοῦ προηγουμένως παραδώσωσι τὰ εἴδη τοῦ ἱματισμοῦ, ἅτινα ὀφείλουσι νὰ καταθέσωσιν. Οἱ τελευταῖοι κληθέντες ἔφεδροι ὀφείλουσι νὰ παραδώσωσιν ἅπαντα τὸν ἱερὰν ἱματισμὸν εἰς τὴν διοίκησιν τοῦ σώματος, ἐν ᾧ ὑπηρετοῦσιν ἢ εἰς τὰς μοιραρχίας, οἱ δὲ λοιποὶ ἀναλόγως τῆς ἐν τῷ στρατῷ ὑπηρεσίας των.

— Ἀπὸ προχθὲς ἔφθασαν τὰ ἐν Ἀγγλίᾳ ἐκτυπωθέντα τραπεζικὰ χάρτινα κέρματα τῆς μιᾶς καὶ δύο δραχμῶν, ἅτινα ἐντὸς ὀλίγου θέλουσι τεθῇ εἰς κυκλοφορίαν, ἀφοῦ προηγουμένως ὑπογραφῶσιν ὑπὸ τῶν διοικητῶν τῶν τριῶν τραπεζῶν καὶ των ἐπὶ τούτῳ ὁρισθησομένων βασιλικῶν ἐπιτρόπων.

— Βεβαιοῦται ὅτι αἱ Δυνάμεις ἀπεδοκίμασαν τὴν ἐξ Ἀθηνῶν ἀνάκλησιν τοῦ Φεριδοὺν βέη καὶ δὲν ἀπέκρυψαν εἰς τὴν Πύλην ὅτι δὲν ἐδικαιοῦτο ν' ἀναμιχθῇ εἰς τὰς ἐνεργείας τῶν Δυνάμεων πρὸς τήρησιν τῆς γενικῆς εἰρήνης. Ἡ Πύλη ἔσπευσε νὰ παράσχῃ καθησυχαστικὰς ἐξηγήσεις εἰς τὴν ἑλληνικὴν πρεσβείαν.

Κατὰ τὴν «Πολιτικὴν Ἀλληλογραφίαν», δυσθύμως διέθεσε τοὺς Τούρκους ἡ περίοδος τοῦ λόγου τοῦ Ρόζβερυ, ἡ λέγουσα ὅτι ἡ Ἀγγλία διὰ τῆς ἐνεργείας της φρονεῖ ὅτι προστατεύει ἄριστα τὰ μέλλοντα συμφέροντα τῆς Ἑλλάδος. Ἡ φράσις αὕτη ἡρμηνεύθη ὡς ὑπόσχεσις ὅτι ἡ Ἀγγλία ἐν τῷ μέλλοντι θὰ βοηθήσῃ τὴν Ἑλλάδα νὰ ἐπιτύχῃ τὴν ἐπέκτασιν τῶν ὁρίων.

Κατὰ τηλεγράφημα τῆς «Σημαίας» ἐκ Βερολίνου, ὁ Κ. Ῥαγκαβῆς ἐπέδωκεν εἰς τὸ ὑπουργεῖον τῶν ἐξωτερικῶν μακρὰν διακοίνωσιν ἀγγέλλουσαν τὴν ὑποταγὴν τῆς Ἑλλάδος εἰς τὸ κέλευσμα τῶν δυνάμεων. «Μετὰ σχοινοτενῆ ἀναθεώρησιν τῶν συμβάντων, ἅτινα ἤγαγον εἰς τὴν ἐνεστῶσα θέσιν, ἡ διακοίνωσις ἐξηγεῖ ὅτι ὁ ἀποκλεισμὸς καθιστᾷ ἀδύνατον τὸν πόλεμον, κωλύων τὴν μεταφορὰν πολεμοφοδίων. Εἰς τὴν Ἑλλάδα δὲν ὑπολείπεται λοιπόν, ἢ ὁ ἀφοπλισμός. Ταυτοσήμους διακοινώσεις ἐπέδωκεν οἱ ἐν ταῖς λοιπαῖς πρωτευούσαις Ἕλληνες πρεσβευταί». Ὥστε τὴν ὑποχώρησιν καὶ τὸν ἀφοπλισμὸν ἀνήγγειλεν ἐπισήμως ὁ Κ. Δεληγιάννης διὰ Ἐγκυκλίου πρὸς τὰς δυνάμεις.

— Κατ' εἰδήσεις ἐκ Πετρουπόλεως ἡ Βασίλισσα Ὄλγα πρόκειται νὰ μεταβῇ αὐτόθι κατὰ τὸν μῆνα Ἰούλιον μέλλουσα νὰ καταλύσῃ παρὰ τῇ μητρὶ αὐτῆς μεγάλῃ δουκίσσῃ Ἀλεξάνδρᾳ ἐπὶ μακρὸν χρόνον.

— Ἀναχωροῦντες ἐκ Χανίων οἱ πληρεξούσιοι τῆς Κρήτης ὑπέγραψαν πρακτικὸν δι' οὗ ἀναιροῦνται ὅσα ἐσχάτως ἐγράφησαν ἐν ταῖς εὐρωπαϊκαῖς ἐφημερίσι περὶ τῆς ἐπελθούσης δῆθεν εἰς τὰ φρονήματα καὶ τοὺς πόθους τοῦ Κρητικοῦ λαοῦ μεταβολῆς καὶ πιστοποιεῖται, ὅτι αἱ ἐκδηλούμεναι εὐχαὶ ἐν τοῖς γενομένοις συνεπείᾳ τῶν τελευταίων γεγονότων δημοψηφίσμασιν εἰσὶν εὐχαὶ γνήσιοι καὶ ἔσαεὶ ἀμείωτοι τοῦ χριστιανικοῦ λαοῦ τῆς Κρήτης.

— Μετὰ χαρᾶς μεταφέρομεν ἐκ τοῦ «Petit Marseilleus» τὸ ἑπόμενον διάφορον.

«Μανθάνομεν μετ' εὐχαριστήσεως ὅτι ὁ Κ. Ξενοφῶν Νικολαΐδης εἷς ἐκ τῶν μᾶλλον εὐυπολήπτων μελῶν τῆς Ἑλληνικῆς ἀποικίας τῆς πόλεώς μας ὠνομάσθη ἱππότης τοῦ τάγματος τοῦ Σωτῆρος. Συγχαίρομεν τὸν κ. Νικολαΐδην ἐπὶ τῇ διακρίσει ταύτῃ, ἧς τὰ μάλιστα εἶναι ἄξιος ἐκ τῶν πολυαρίθμων ὑπηρεσιῶν, ἃς παρέσχεν εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Γαλλίαν ἀποκατασταθεῖσαν ἤδη πατρίδα του.» Δ. Ν. Κ.

ΟΙ ΑΝΥΠΟΤΑΚΤΟΙ.

Τὸ εἰς τὴν Βουλὴν ὑποβληθὲν προχθὲς νομοσχέδιον περὶ ἀνυποτάκτων ἔχει ὡς ἑξῆς.

ΣΧΕΔΙΟΝ ΝΟΜΟΥ

Περὶ ἀνυποτάκτων τῆς κατὰ κὸ 1885—86 ἐπιστρατείας τοῦ κατὰ ξηρὰν καὶ θάλασσαν στρατοῦ

Ἄρθρον 1ον. Εἰς τοὺς ἀνυποτάκτους τῆς παρούσης ἐπιστρατείας τοῦ τε κατὰ ξηρὰν καὶ τοῦ κατὰ θάλασσαν στρατοῦ, τοὺς καταταχθέντας μετὰ 20 ἡμέρας ἀφ' ἧς ὤφειλον νὰ προσέλθωσιν, ἐφαρμόζονται αἱ ἐν τοῖς κατωτέρω ἄρθροις διατάξεις.

ΑΡΘΡΟΝ 2ον. Οἱ διατελοῦντες ὑπὸ τὰς σημαίας ἀνυπότακτοι ἔφεδροι τῶν κληθεισῶν σειρῶν κατὰ τὴν παροῦσαν ἐπιστρατείαν, θέλουσιν ὑπηρετήσει εἰς τὰς τάξεις τοῦ στρατοῦ ἐφ' ὅσον χρόνον διετέλεσαν ὑπὸ τὰς σημαίας οἱ καταταχθέντες ἐμπροθέσμως τῆς σειρᾶς ἐφ' ἧς ἀνήκουσιν ἔφεδροι καὶ ἐπὶ πλέον ἕνα μὲν μῆνα, ἐὰν ἀνήκωσιν εἰς τὰς σειρὰς τῶν ἐτῶν 1859, 1860, 1861, 1862 καὶ 1863, δύο δὲ μῆνας ἐὰν ἀνήκωσιν εἰς τὰς σειρὰς τῶν ἐτῶν 1858 καὶ 1857.

Ἄρθρον 3ον. Οἱ ἀνυπότακτοι ἔφεδροι οἱ μὴ προσελθόντες πρὸς κατάταξιν θέλουσι καὶ μετὰ τὴν παῦσιν τῆς ἐπιστρατείας καταζητηθῆ, προσερχόμενοι δὲ ἢ προσαγόμενοι θέλουσι καταταχθῆ εἰς τὰ διάφορα ὅπλα κατὰ τὰς ἀνάγκας τῆς στρατιωτικῆς ὑπηρεσίας καὶ ὑπηρετήσει ἐφ' ὅσον χρόνον διετέλεσαν ὑπὸ τὰς σημαίας οἱ καταταχθέντες ἐμπροθέσμως ἔφεδροι τῆς σειρᾶς εἰς ἣν ἀνήκουσιν, ἐπὶ πλέον δὲ δύο καὶ τρεῖς μῆνας οἱ τῶν ἐτῶν 1859, 1860, 1861, 1862 καὶ 1863, καὶ τρεῖς μῆνας οἱ τῶν ἐτῶν 1858 καὶ 1857, ἐὰν προσέλθωσιν ἢ καταταχθῶσιν ἐντὸς μηνὸς ἀπὸ τῆς καταχωρίσεως τοῦ παρόντος νόμου ἐν τῇ «Ἐφημερίδι τῆς Κυβερνήσεως», τρεῖς δὲ μῆνας οἱ τῶν ἐτῶν 1859, 1860, 1861, 1862, καὶ 1853, καὶ τέσσαρας μῆνας οἱ τῶν ἐτῶν 1858 καὶ 1857 ἐὰν προσέλθωσιν ἢ προσαχθῶσι μετὰ ἕνα μῆνα.

Ἄρθρον 4. Οἱ ἐν ἐπιστρατείᾳ ἀνυπότακτοι κληρωτοὶ τοῦ 1885 ΑΡΗΝ τῆς κατὰ τὸ ἄρθρον 9 ἐδάφιον 3 τοῦ νόμου ΑΡΝΓ πρόσθετον ὑπηρεσίας θέλουσιν ὑπηρετήσει ἐπὶ πλέον ἕνα μῆνα, οἱ προσελευσόμενοι ἢ προσαχθησόμενοι ἐντὸς μηνὸς ἀπὸ τῆς καταχωρήσεως τοῦ παρόντος νόμου ἐν τῇ «Ἐφημερίδι τῆς Κυβερνήσεως» δύο μῆνας, καὶ τρεῖς μῆνας οἱ μετὰ τὴν παρέλευσιν τοῦ μηνὸς προσελευσόμενοι ἢ προσαχθησόμενοι.

Ἄρθρον 5ον. Οἱ κατὰ τὴν παροῦσαν ἐπιστρατείαν ἀνυπότακτοι ἀπαλάσσονται τῆς ποινῆς τῆς κατὰ τὰ ἄρθρα 9 καὶ 10 τοῦ ΑΡΝΓ νόμου τῆς 24 Μαρτίου 1884.

Ἐν Ἀθήναις, τῇ 13 Μαΐου 1886.

Ὁ ἐπὶ τῶν Στρατ. ὑπουργὸς καὶ βουλευτὴς ἐκ Μεσολογγίου

Χ. ΤΡΙΚΟΥΠΗΣ

Ὁ ἐπὶ τῶν Ναυτικῶν ὑπουργὸς καὶ βουλευτὴς ἐκ Κερκύρας

Γ. Ν. ΘΕΟΤΟΚΗΣ.

ΤΗΛΕΓΡΑΦΗΜΑΤΑ.

ΠΑΡΙΣΙΟΙ, 13 Μαΐου. Κατὰ τὴν «Ἐφημερίδα τῶν Συζητήσεων» διχογνωμοῦσιν οἱ ὑπουργοὶ ἐπὶ τῷ ζητήματι τῆς ἐνώσεως τῶν πριγκήπων. Κατὰ τὰς πληροφορίας ταύτας, ὁ κ. Φραισινὲ εἶναι γνώμης, ὅτι δὲν πρέπει ἀ ποβῶσιν εἰς τὴν ἔξωσιν.

ΛΟΝΔΙΝΟΝ, 14 Μαΐου. Ἐν τῷ σημερινῷ αὐτῶν φύλλῳ οἱ «Καιροὶ» τοῦ Λονδίνου συνιστῶσιν, ὅπως αἱ Δυνάμεις ἀναγνωρίσωσι τὴν ἐν Ἑλλάδι διαταχθεῖσαν ἐπιστράτευσιν αἴρουσαι τὸν ἀποκλεισμόν. Δὲν εἶναι, λέγουσιν, ἀνάγκη, ὅπως ἡ Εὐρώπη παύσῃ τὴν ἀπὸ κοινοῦ ἐνέρ-

γεῖαν ἢ διαλύσῃ τὸν συνηνωμένον στόλον, ἀλλ' ὑπὸ τὰς ὑφισταμένας περιστάσεις ὁ στόλος δύναται ν'ἀποσυρθῇ εἰς τὸν πορθμὸν τῆς Σούδας, ἀποδιδομένης εἰς τοὺς Ἕλληνες τῆς ἐλευθερίας τῶν κινήσεων αὐτῶν.

ΑΘΗΝΑΙ, 15 Μαΐου—Ἡ Ἀγγλία ἐπρότεινε ταῖς δυνάμεσι τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ. Ἐπίσημος κατάλογος πληγωθέντων ἀρχηγείου Λαρίσης 76, Τρικάλων 46, ὧν Σύριοι Γεώργιος Δεμενέζας, Ἄγγελος Βαρθαλίτης, Νικόλαος Καρνέρης. Ὁ κατάλογος τῶν φενευθέντων δὲν ὑπεβλήθη εἰσέτι.

Νομάρχας καὶ Ἐπάρχους

ΑΘΗΝΑΙ, 15 Μαΐου. — Κατὰ τὰς ἐν μεθορίοις συμπλοκὰς ἐφονεύθησαν τρεῖς ἀξιωματικοί, οἱ Ὄθων Κακλαμάνος ὑπολοχαγός, Γ. Δημητρακόπουλος ἀνθυπολοχαγὸς καὶ Δημ. Δημητρέσης ἀνθυπολοχαγός, ἐπληγώθησαν δὲ οἱ ταγματάρχης Δουμπιώτης, ὁ ἀνθυπολοχαγὸς Γαληγάλης, ὅστις ἀπεβίωσεν, ὁ ἀνθτπολοχαγὸς Ἐπ. Γκαβέρος ὅστις ἀπεβίωσεν, ὁ ἀνθυπολοχαγὸς Κ. Λακιώτης καὶ ὁ ἐπίκουρος δόκιμος ἰατρὸς Βασιλείου. Ἐκ δὲ τῶν στρατιωτῶν ἐπληγώθησαν ἐν ὅλῳ ἑκατὸν δέκα ἑπτά. Οἱ τραυματίαι νοσηλεύονται ἐν Λαρίσσῃ, Τυρνάβῳ καὶ Τρικάλοις. Οἱ φονευθέντες δὲν ἀνεγνωρίσθησαν εἰσέτι, οὔτε ὑπάρχει θετική τις πληροφορία περὶ τοῦ ἀριθμοῦ αὐτῶν.

Ἐντολῇ ὑπουργοῦ Ἐσωτερικῶν
Γενικὸς Γραμματεύς.
Α. ΒΑΡΕΛΙΔΗΣ.

Δημάρχους Ἑρμουπόλεως καὶ Σύρου.

ΑΘΗΝΑΙ 17 Μαΐου. — Φονευθέντες Ἀρχηγείου Λαρίσσης 26. Ἐκ τῆς ἐπαρχίας Σύρου οὐδείς.

Δημοσιευθήτω. Ἀλέξ. Μάσχας.

ΚΥΑΝΗ ΒΙΒΛΟΣ ΠΕΡΙ ΕΛΛΑΔΟΣ

Ὡς γνωστὸν πρὸ ἡμερῶν ὑπεβλήθη εἰς τὸ ἀγγλικὸν Κοινοβούλιον ὀγκώδης Κυανῆ Βίβλος περὶ τῶν πραγμάτων τῆς Ἀνατολικῆς Ρωμυλίας, ἐξ ἧς ἐρανιζόμεθα τὰ ἑξῆς ἔγγραφα διαφωτίζοντα ἰδίᾳ τὸ ἑλληνικὸν ζήτημα.

Ο ΡΟΥΜΒΟΛΔ ΤΩ ΣΑΛΙΣΒΟΥΡΗ

Ἀθῆναι, Σεπτεμβρίου 23 (Τηλ.)— Τὰ πρόσφατα συμβάντα τῆς Ἀνατολικῆς Ρωμυλίας ἐγέννησαν ἐνταῦθα ἐρεθισμόν, ἀλλὰ μέχρι τοῦδε ἐπικρατεῖ ἡσυχία. Ὁ αὐστριακὸς πρέσβυς ἀνεκοίνωσε χθὲς εἰς τὸν κ. Δηλιγιάννην μήνυμα τοῦ Καλνόκη λέγον ὅτι τὰ συμβάντα ταῦτα σφοδροτάτην διήγειραν ἔκπληξιν, μετὰ τὴν ἐν Κρέμσιερ κύρωσιν τῆς γενικῆς εἰρήνης, καὶ θεωροῦνται ὡς κατάφωρος ἀθέτησις τῶν συνθηκῶν. Ἡ αὐστριακὴ Κυβέρνησις θα προνοήσῃ ἰδίᾳ, ὅπως μὴ ἐπεκταθῇ τὸ κίνημα ἐν Μακεδονίᾳ, καὶ θὰ συνεννοηθῇ περὶ τούτου πρὸς τὰς λοιπὰς Δυνάμεις. Ἐπὶ τοιούτοις ὅροις ὁ Καλνόκης ἐλπίζει ὅτι ἡ Ἑλλὰς θὰ μείνῃ ἥσυχος. Ὁ βασιλεὺς περιμένεται τὴν Δευτέραν· Ἡ ἀντιπολίτευσις κινεῖται καὶ ἐμβάλει εἰς στενοχωρίαν τὴν Κυβέρνησιν.

Ο ΣΑΛΙΣΒΟΥΡΗ ΤΩ ΡΟΥΜΒΟΛΔ.

Σεπτεμβρίου 28.—Τηλεγραφικῶς ἐνετειλάμην ὑμῖν σήμερον νὰ καταβάλλητε πᾶσαν προσπάθειαν, ὅπως ἀποτρέψητε τὸν βασιλέα τῶν Ἑλλήνων ἀπὸ πάσης στρατιωτικῆς ἐνεργείας καθ' οἱουδήποτε τμήματος τοῦ ὀθωμανικοῦ κράτους καὶ νὰ ἐξηγήσητε αὐτῷ ὅτι ἡ Ἑλλὰς οὐδὲν θὰ κερδήσῃ ἐκ τοιούτου, ὅπερ θὰ ἐκθέσῃ μόνον τὴν χώραν καὶ τὴν Κυβέρνησιν εἰς ἀποτυχίαν καὶ ταπείνωσιν.

Ο ΡΟΥΜΒΟΛΔ ΤΩ ΣΑΛΙΣΒΟΥΡΗ

Ἀθῆναι, 29 Σεπτεμβρίου. (Τηλ.)—Ἡ ἀπάντησις τοῦ κ. Δηλιγιάννη εἰς τὸ ὑμέτερον τηλεγράφημα δὲν ὑπῆρξεν εὐχάριστος. Ἠρνήθη ὅτι προτίθεται νὰ προσβάλῃ τουρκικὰς κτήσεις, εἶπεν ὅμως ὅτι οὐδεμίαν ἀναλαμβάνει ὑποχρέωσιν ἐν ᾗ ἂν περιπτώσει κυρωθῇ ἡ ἕνωσις Βουλγαρίας καὶ Ρωμυλίας, ἢ ἀλλοιωθῇ ἡ θέσις τῆς Μακεδονίας. Ἡ κυβέρνησις ἡγεῖται νῦν τοῦ κινήματος.

Ο ΣΑΛΙΣΒΟΥΡΗΣ ΤΩ ΜΟΥΜΒΟΛΔ

Ὀκτωβρίου 2.—Ἀναφερόμενος εἰς τὸ ἀπὸ 28 Σεπτεμβρ. ἔγγραφον, δι' οὗ ἐνετειλάμην ὑμῖν νὰ ἀποτρέψητε τὸν βασιλέα τῶν Ἑλλήνων ἀπὸ πάσης στρατιωτικῆς ἐνεργείας κατὰ τῆς Τουρκίας, προσεκάλεσα ὑμᾶς καὶ σήμερον τηλεγραφικῶς ν' ἀπευθύνητε αὐστηρὰν παραίνεσιν εἰς τὴν ἑλλ. κυβέρνησιν καὶ νὰ παραστήσητε σοβαρότατα τοὺς κινδύνους, εἰς οὓς θὰ ἐξετίθετο παραβιάζουσα οἱονδήποτε τμῆμα τοῦ ὀθωμανικοῦ κράτους. Ὡμίλησα περὶ τούτου εἰς τοὺς ἀντιπροσώπους πασῶν τῶν δυνάμεων πλὴν τῆς Ρωσσίας καὶ εὗρον αὐτοὺς ὁμοφώνους.

Ο ΡΟΥΜΒΟΛΔ ΤΩ ΣΑΛΙΣΒΟΥΡΗ

Ἀθῆναι 29 Σεπτεμβρ.—Ἐγένοντο τινες διαδηλώσεις ἐν Ἀθήναις καὶ ἐν ταῖς ἐπαρχίαις, ἀλλὰ δὲν ἐξεδηλώθη ἄμετρος ἐρεθισμός, νομίζω δὲ ὅτι καὶ ὁ ἐκδηλωθεὶς εἶναι τεχνητὸν πόρισμα φατριαστικῶν τεχνασμάτων. Ἀλλ' οἱ ἐχέφρονες πατριῶται ἀδημονοῦσι καὶ ἀνησυχοῦσιν εἰλικρινῶς ἀναλογιζόμενοι ὅτι τὰ συμβάντα τῆς Ρωμυλίας ἐπῆλθον καθ' ὃν χρόνον ἡ Ἑλλὰς παλαίει κατ' ἐσωτερικῶν δυσχερειῶν. Τῆς κυβερνήσεως ἡ θέσις εἶναι εἰς ἄκρον δυσχερής. Δὲν εἶναι ἀρκούντως ἰσχυρά, ὅπως ἀντιστῇ κατὰ τῆς ἐνδεχομένης πιέσεως πολιτικῶν ἀντιπάλων προτασσόντων τὸ ἐθνικὸν αἴσθημα Θ' ἀναγκασθῇ λοιπὸν ἴσως ἄκουσα νὰ λάβῃ πρὸς προστασίαν δῆθεν τῶν ἐθνικῶν συμφερόντων, μέτρα, ἅτινα θὰ δεινώσωσιν ἀνεπανορθώτως τὴν οἰκονομικὴν κατάστασιν. Τοιοῦτο μέτρον θὰ ἦτο ἡ πρόσκλησις τῶν ἐφέδρων, ἣν ζητεῖ μεγαλοφώνως ὁ ἀντιπολιτευόμενος τύπος. Πῶς θὰ εὑρεθῶσι τὰ μέσα εἶναι ἄλλο ζήτημα.

Ο ΡΟΥΜΒΟΛΔ ΤΩ ΣΑΛΙΣΒΟΥΡΗ

Ἀθῆναι, 23 Σεπτεμβρίου.—Εὗρον χθὲς τὸν Κ. Δεληγιάννην λίαν τεταραγμένον ἐκ τῶν συμβάντων τῆς Ρωμυλίας. Τὴν Παρασκευὴν μοὶ εἶπεν, ὁ Τράουτεμβερ, ἐπανελθὼν ἐκ Βιέννης, ἀνεκοίνωσεν αὐτῷ ἐμπιστευτικὸν μήνυμα τῆς αὐστριακῆς κυβερνήσεως, λέγον ὅτι ἡ εἰρήνη ἦν εἴπερ ποτέ ἄλλοτε ἀσφαλής, ἡ δὲ ἑλληνικὴ κυβέρνησις ἠδύνατο ἡσύχως ν' ἀφιερώσῃ ὅλην της τὴν προσοχὴν εἰς τὰ ἐσωτερικὰ πράγματα. Μὲ ἠρώτησε ἐὰν ἔμαθά τι ἐγὼ παρὰ τῆς Ὑμ. Ἐξ, ἀπήντησα δ'ὅτι οὐδὲν ἐγίνωσκον. Ἐξέφρασα τὴν ἐλπίδα ὅτι ἡ κυβέρνησις οὐδὲν θὰ πράξῃ τὸ δυνάμενον νὰ ἐπαυξήσῃ τὸν δημοτικὸν ἐρεθισμόν. Ὁ Κ. Δεληγιάννης ἀπήντησεν ὅτι κύριος σκοπός του ἦν νὰ πραΰνῃ τὸν ἐρεθισμὸν καὶ νὰ περιμείνῃ ἡσύχως τὴν ἀνέλιξιν τῶν πραγμάτων, μετὰ τῆς βεβαιότητος ὅτι αἱ δυνάμεις, αἱ συντάξασαι τὴν βερολίνειον συνθήκην, θ' ἀναδείξωσιν αὐτὴν σεβαστήν. Ἀλλ' ὅτε ἠρώτησα λεπτομερέστερον ἐὰν ἐσκέπτετο νὰ συγκαλέσῃ τὴν ἐφεδρείαν, δὲν ἀπήντησεν ἐξ ἴσου σαφῶς. Εἶπεν ἁπλῶς ὅτι τοιαῦτα μέτρα δὲν ἠδύναντο νὰ ληφθῶσι πρὸ τῆς ἐπανόδου τοῦ βασιλέως, ὅστις, τυχὼν ἐν Βιέννῃ, ἐν τῇ πηγῇ τῶν πληροφοριῶν, θ' ἀναβάλῃ ἴσως ἐπί τινας ἡμέρας τὴν ἐπάνοδόν του. Σήμερον ἔμαθα ὅτι ὁ βασιλεὺς ἐπεβιβάσθη εἰς Τεργέστην καὶ θ' ἀφιχθῇ ἐνταῦθα τὴν Δευτέραν. Ἡ ταχεῖα ἐπάνοδος τῆς Α. Μ. εἶναι φυσικὴ ἐν ταῖς δεδομέναις περιστάσεσι, συνδέω ὅμως αὐτὴν πρὸς τὴν σερβικὴν ἐπιστράτευσιν, ἥτις θὰ καταστήσῃ ἀκατάσχετον τὴν αἴτησιν παραπλησίων μέτρων ἐνταῦθα.

Ο ΡΟΥΜΒΟΛΔ ΤΩ ΣΑΛΙΣΒΟΥΡΗ

Ἀθῆναι. 25 Σεπτ.—Ἡ θέσις μένει κατὰ τὸ φαινόμενον ἀμετάβλητος. Ἡ ἀντιπολίτευσις (;) ἐκμεταλλεύεται αὐτὴν κατὰ τὸ ἐνὸν καὶ ἐμβάλλει εἰς οὐ μικρὰν στενοχωρίαν τὴν κυβέρνησιν δι' ἐπικλήσεων εἰς τὴν ἐθνικὴν φιλοτιμίαν. Ἡ κυβέρνησις, λίαν ἀσθενής, ἢ ὥστε ν' ἀντιταχθῇ εὐσταθῶς, κατὰ τοιούτων τεχνασμάτων, κρίνει φρονιμώτερον νὰ παρακολουθῇ ἔν τινι μέτρῳ τὸ ρεῦμα... Ἐπικρατεῖ ἡσυχία, ἀλλ' ἐκδηλοῦται γενικὸν αἴσθημα αθυμίας καὶ ἡ ἄλογος, οὐχὶ δ' ἀκίνδυνος γνώμη, ὅτι πρέπει νὰ καταστῇ ὑπεύθυνος ἐπὶ τῇ μεγάλῃ ζημίᾳ τῶν ἑλλ. συμφερόντων.

Ο ΡΟΥΜΒΟΛΔ ΤΩ ΣΑΛΙΣΒΟΥΡΗ

Ἀθῆναι, 29 Σεπτεμβρίου. — Μίαν ὥραν μετὰ τὴν λῆψιν τοῦ ἡμετέρου τηλεγραφήματος ἀνεκοίνωσα αὐτὸ εἰς τὸν κ. Δηλιγιάννην. Εἶπον ὅτι ἡ Ὑμετέρα Ἐξοχότης, ἐξ ἀκραιφνοῦς πρὸς τὴν Ἑλλάδα φιλίας, ἀπέτρεπεν ἀπὸ ἀποπείρας, ἥτις εἰς οὐδὲν θὰ ὠφέλει, θὰ ἐξέθετε δὲ μόνον τὴν χώραν εἰς ταπείνωσιν καὶ καταστροφήν. Ἐξέφρασα τὴν ἐλπίδα ὅτι θὰ ἐδίδετό μοι διαβεβαίωσίς τις ὅτι ἡ Ἑλλὰς δὲν θ' ἀπεπειρᾶτο νὰ εἰσβάλῃ εἰς τουρκικὴν γῆν διὰ τῶν ἐν Θεσσαλίᾳ συνηθροισμένων στρατευμάτων ἢ ἀλλαχοῦ. Ὁ κ. Δηλιγιάννης μὲ ἤκουσε προσεκτικῶς καὶ εἶπεν ὅτι ἐξετίμα τὸ φιλικὸν αἴσθημα τῆς Ὑμετέρας ἐξοχότητος ἀλλ' ἡ ἀπάντησίς του δὲν ὑπῆρξεν εὐχάριστος Ἐνδιέτριψε διὰ μακρῶν εἰς τὴν ζημίαν, ἣν θὰ ἔπασχον τὰ Ἑλληνικὰ συμφέροντα διὰ τῆς βουλγαρικῆς ἑνώσεως. καὶ προσέθηκεν ὅτι ἡ ἑλληνικὴ Κυβέρνησις, καίπερ ταραχθεῖσα ὑπὸ τῶν συμβάντων, περιέμεινε καρτερικῶς, πρῶτον μὲν τὴν ἐνέργειαν τῆς Πύλης, εἶτα δὲ τας ἀποφάσεις τῶν Δυνάμεων. Ἀλλ' ἡ Ἑλλὰς δὲν δύναται νὰ μείνῃ ἐπὶ πλέον ἀπαθὴς θεατὴς καὶ πρέπει νὰ παρασκευασθῇ ἔν τινι μέτρῳ πρὸς πᾶν ἐνδεχόμενον.

Ἀντέταξα ὅτι πολεμικαὶ παρασκευαί, καὶ μὴ λαμβανομένης ὑπ' ὄψιν τῆς δαπάνης, δεν εἶχον λόγον, ἀφοῦ ἡ Ἑλλας δὲν εὑρίσκετο ἐπὶ παρουσίᾳ πολέμου. Ὁ κ. Δηλιγιάννης ὡμολόγησεν ὅτι ἡ Ἑλλας δὲν εἶχεν ἄμεσον πολέμιον καὶ δὲν ἠδύνατο τούτου ἕνεκεν ν' ἀποδυθῇ εἰς πόλεμον, δὲν θὰ ἠνείχετο ὅμως τὸ τετελεσμένον γεγονός, οὗ ἐφαίνετο ἐπικειμένη ἡ παραδοχὴ οὐδὲ θὰ ἐπέτρεπε τὴν κατὰ τῆς Μακεδονίας ἀπόπειραν, ἥτις θ' ἀπέρρεε πιθανῶς ἐξ αὐτοῦ. Ὡς πρὸς τὴν Μακεδονίαν, παρετήρησα ὅτι οἱ Τοῦρκοι ἦσαν ἱκανώτατοι νὰ ὑπερασπίσωσι τὴν ἐπαρχίαν εκείνην, καὶ ὅτι, παρὰ πᾶσαν συγκατάβασιν πρὸς τὴν εὐαισθησίαν τοῦ Ἑλληνισμοῦ, δὲν ἔβλεπον ποῖον δικαίωμα εἶχεν ἡ Ἑλλὰς νὰ ἐπέμβῃ αὐτόσε. Ὁ κ. Δηλιγιάννης ὑπέλαβεν ὅτι τὰ εθνικὰ συμφέροντα τῆς Ἑλλάδος ἐν Μακεδονίᾳ ἀνεγνωρίσθησαν πρὸ πολλοῦ. Καὶ πάλιν ἐπίεσα τὸν κ. Δηλιγιάννην νὰ παράσχῃ διαβεβαίωσίν αινα ὅτι ἡ Ἑλλὰς δὲν θ' ἀποπειρᾶτο ἐχθρικόν τι κατὰ Τουρκίας, παραστήσας πόσον μυσαρὰ θὰ ἐφαίνετο τοιαύτη ἐπιβουλὴ ἐν μέσῳ τῶν στενοχωριῶν τῆς Πύλης, πόσον θὰ ἀπεξενοῦτο ἡ Ἑλλὰς τῶν συμπαθειῶν τῶν ἀρίστων φίλων της καὶ πόσον κινδυνώδεις θὰ ἦσαν αἱ συνέπειαι πρὸς αὐτήν. Ὁ κ. Δηλιγιάννης εἶπεν μόνον ὅτι δὲν προτίθεται νὰ διαταράξῃ τὴν εἰρήνην, ὅτι ὅμως ἐὰν ἡνοῦντο αἱ δύο βουλγαρικαὶ χῶραι, ἢ ἠλλοιοῦτο ἡ θέσις τῆς Μακεδονίας, ἐθεώρει ἑαυτὸν ἀπηλλαγμένον πάσης ὑποχρεώσεως. Ἠρώτησεν ἐὰν μὲ εὐχαριστεῖ ἡ διαβεβαίωσις αὕτη. Οὐχὶ βεβαίως, ἀπήντησα, θὰ τὴν διαβιβάσω ὅμως εἰς τὴν Κυβέρνησίν μου.

ΜΝΗΜΟΣΥΝΟΝ.

Τελῶν τὴν 25ην τρέχοντος μηνός, ἡμέραν Κυριακήν, μνημόσυνον ἐν τῷ ἱερῷ ναῷ τῆς Κοιμήσεως ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τῆς πρὸ τριμηνίας μεταστάσης προσφιλεστάτης μοι συζύγου

ΑΘΗΝΑΣ,

παρακαλῶ τοὺς συγγενεῖς, φίλους καὶ συμπολίτας μου, ὅπως εὐαρεστούμενοι, προσέλθωσιν εἰς τὸν εἰρημένον Ναὸν περὶ ὥραν 7ην π. μ. καὶ ἑνώσωσι μετ' ἐμοῦ τὰς ὑπὲρ τῆς ἀποβιωσάσης πρὸς τὸν Ὕψιστον ἱκεσίας αὐτῶν μετὰ τῶν δεήσεων τοῦ Ἱεροῦ Κλήρου.

Ὁ Σύζυγος
Ἰω. Μιχαήλ.

Ἐν Ἑρμουπόλει τῇ 17 Μαΐου 1886.

ΚΛΕΙΩ

ΣΥΓΓΡΑΜΜΑ ΠΕΡΙΟΔΙΚΟΝ ΜΕΤΑ ΕΙΚΟΝΩΝ

ἐκδιδόμενον δὶς τοῦ μηνὸς ἐν Λειψίᾳ.

Ἑξάμηνος συνδρομὴ προπληρωτέα πανταχοῦ φράγκα δέκα, ἤτοι μάρκας 8.

Τοῦ ὡραίου καὶ ἐκλεκτὴν περιέχοντος ὕλην περιοδικοῦ τούτου Ἑλληνικοῦ συγγράμματος τὴν σύστασιν μετὰ προθυμίας ποιούμεθα τοῖς συμπολίταις ἡμῶν οἵτινες ἐκτὸς τῆς ἐθνικῆς ἰδέας τῆς ὑποστηρίξεως σπουδαίου περιοδικοῦ συγγράμματος ἐν Εὐρώπῃ ἐκδιδομένου, δύνανται νὰ ὦσι βέβαιοι ὅτι διὰ μικρᾶς σχετικῶς δαπάνης ἀποκτῶσι ποικίλον περιοδικὸν σύγγραμμα, ἐν ᾧ τὸ ἡδὺ μετὰ τοῦ ὠφελίμου ἑνούμενα καθιστῶσι το περιοδικὸν ἓν τῶν ὡραιοτέρων οἰκογενειακῶν ἀναγνωσμάτων καὶ ὡραῖον κόσμημα βιβλιοθήκης. Ἰδίας μνείας θεωροῦμεν ἀξίας τὰς ἐπιτυχεῖς τοῦ περιοδικοῦ τούτου εἰκόνας λαμβανομένας ἐκ τῶν ἀριστοτεχνημάτων τῆς Εὐρωπαϊκῆς καλλιτεχνίας.

Τὸ Ἑλληνικὸν ἀτμόπλοιον «Ναύπλιον», τῆς Ἑταιρίας Δ. Π. Γουδῆ ἀναχωρεῖ τὸ ἑσπέρας τῆς προσεχοῦς Δευτέρας, 19 τρέχοντος, διὰ τὸν γύρον τῆς Πελοποννήσου μέχρι Πατρῶν.

Τὰ εἰσιτήρια τῶν ἐπιβατῶν, ὡς καὶ αἱ φορτωτικαὶ τῶν ἐμπορευμάτων ἐκδίδονται εἰς τὸ ἐνταῦθα γραφεῖον τοῦ Κου Ἠρακλῆ Γ. Πλατῆ, παρ'οὗ ὁ βουλόμενος δύναται νὰ λάβῃ παραιτέρω πληροφορίας.

Γνωστοποιεῖται παντὶ ὁπωσδήποτε ἐνδιαφερομένῳ ὅτι τὰ ἐν Ταλάντοις κτήματα τ' ἀνήκοντα ἄλλοτε τῷ Ἀνδρέα Λαπιὲρ περιῆλθον ἀποκλειστικῶς εἰς τὴν κατοχὴν καὶ κυριότητα τῶν ὀρφανῶν Νικολάου Φαμπιάτου ἐπιτροπευομένων παρὰ τοῦ κυρίου Ἀχιλλέως Ζέη πρὸς ὃν ἀπευθυντέον.

ΕΝΟΙΚΙΑΖΕΤΑΙ ἡ κατὰ τὴν ἐξοχὴν Μάννα οἰκίᾳ μετὰ τοῦ ἐν αὐτῇ κήπου τοῦ κ. Γεωργίου Δάρα. Πληροφορίαι παρὰ τῷ ἰδίῳ.

ΑΓΟΡΑ ΣΥΡΟΥ (10 Μαΐου)

ΝΟΜΙΣΜΑΤΑ

Λίρα Ἀγγλίας	δραχ.	νέας	29.45
» Τουρκίας	»	»	26.75
» Γαλλίας	»	»	23.55—
Τάλλ. Τουρκικὸν	»	»	4.85
» 5)φραγκον	»	»	5.80

ΣΥΝΑΛΛΑΓΜΑΤΑ 3]μ

Μετρητοῖς

Ἐπὶ Ἀγγλίας λίρα 3]μ	δρ.ν.		29.80 — 29.90
» Μασσαλίας φρ.	»	» »	1.21—1.22.
» Τεργέστης φιορ.	» δρ.	»	